MASTER NEGATIVE NO. 93-81165-5

MICROFILMED 1993

COLUMBIA UNIVERSITY LIBRARIES/NEW YORK

as part of the
"Foundations of Western Civilization Preservation Project"

Funded by the
NATIONAL ENDOWMENT FOR THE HUMANITIES

Reproductions may not be made without permission from
Columbia University Library

COPYRIGHT STATEMENT

The copyright law of the United States - Title 17, United States Code - concerns the making of photocopies or other reproductions of copyrighted material.

Under certain conditions specified in the law, libraries and archives are authorized to furnish a photocopy or other reproduction. One of these specified conditions is that the photocopy or other reproduction is not to be "used for any purpose other than private study, scholarship, or research." If a user makes a request for, or later uses, a photocopy or reproduction for purposes in excess of "fair use," that user may be liable for copyright infringement.

This institution reserves the right to refuse to accept a copy order if, in its judgement, fulfillment of the order would involve violation of the copyright law.

AUTHOR:

GALENUS

TITLE:

[GALENOU PERI KRASEON TRIA ...]

PLACE:

LIPSIAE

DATE:

1904

Master Negative #

93-81165-5

COLUMBIA UNIVERSITY LIBRARIES
PRESERVATION DEPARTMENT

BIBLIOGRAPHIC MICROFORM TARGET

Original Material as Filmed - Existing Bibliographic Record

De temperamentis. 1904.

88G13
U5

Galenus.

Γαληνοῦ Περὶ κράσεων τρία. Galeni De temperamentis, libri III; recensuit Georgius Helmreich. Lipsiae, in aedibus B. G. Teubneri, 1904.

ix, [1], 132 p. 17½cm. (*On cover:* Bibliotheca scriptorum graecorum et romanorum Teubneriana)

1. Helmreich, Georg, 1849–1921, ed.

4-31910

Library of Congress

Restrictions on Use:

TECHNICAL MICROFORM DATA

FILM SIZE: 35 mm   REDUCTION RATIO: 11X

IMAGE PLACEMENT: IA (IIA) IB IIB

DATE FILMED: 3/10/93   INITIALS: BAP

FILMED BY: RESEARCH PUBLICATIONS, INC WOODBRIDGE, CT

AIIM

Association for Information and Image Management

1100 Wayne Avenue, Suite 1100
Silver Spring, Maryland 20910

301/587-8202

Centimeter

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 mm

1 2 3 4 5

Inches

MANUFACTURED TO AIIM STANDARDS
BY APPLIED IMAGE, INC.

BIBLIOTHECA
SCRIPTORVM GRAECORVM ET ROMANORVM
TEVBNERIANA

GALENVS
DE TEMPERAMENTIS

EDIDIT

G. HELMREICH

LIPSIAE
IN AEDIBVS B.G. TEVBNERI

88G13-H5

88G13 U5

Columbia University
in the City of New York

LIBRARY

ΓΑΛΗΝΟΥ
ΠΕΡΙ ΚΡΑΣΕΩΝ ΤΡΙΑ

GALENI
DE TEMPERAMENTIS LIBRI III

RECENSUIT

GEORGIUS HELMREICH

LIPSIAE
IN AEDIBUS B. G. TEUBNERI
MCMIV

16-14371

88G13
U5

LIPSIAE: TYPIS B. G. TEUBNERI.

PRAEFATIO.

Ad Galeni libros tres, qui *περὶ κράσεων* inscribuntur, recensendos his codicibus manu scriptis usus sum: Laurentiano, Trivultiano, Marcianis duobus, Vaticano, Parisino, Oxoniensi.

Quorum optimus et vetustissimus est cod. Laurentianus plut. 74, 5, chartaceus, formae quadratae, saeculi quarti decimi, qui inde a fol. 17 usque ad fol. 55 *περὶ κράσεων* libros continet. De quo conferenda sunt quae in editione mea librorum, quos Galenus *περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων* conscripsit (Erlang. 1878), p. VIII et in praefatione voluminis III Scriptorum minorum Galeni (Lips. 1893) p. V copiosius disputavi. Huic codici, etsi omni mendorum genere laborat, primas deferendas esse partes efficitur e numero satis magno bonarum lectionum, quae in eo solo inveniuntur. Mentione dignissimas recensebo ac primum quidem eas, quae Oribasii auctoritate confirmantur: 11, 21 *καὶ γὰρ καί*, 29, 13 *οὔτ' ἄκρως ξηρὸν οὔτ' ἄκρως ὑγρόν*, 30, 4 *ξηρὸν ἢ ψυχρὸν ἅμα καὶ ὑγρὸν*, 44, 22 *διὰ τὴν ἡλικίαν* L^1 *om.*, 43, 18 *κυουσῶν*, 58, 11 *ὅσονπερ*, 74, 5 *προσεπισκέπτεσθαι*, 15 *τῶν ἐντὸς μορίων*, 25 *ὅλως* (sic cum L et Oribasio legendum, non *ὅλοις*), 111, 12 *θερμὸν εἶναι*, 113, 27 *θερμότητος*. Deinde eas, quibus hiatus, quo ceteris in codicibus Galeni oratio deformata est, tollitur: 27, 15 *εἰπόντες οὕτως ἐπανίωμεν ἐπὶ τὸ πρᾶγμα*, 74, 4 *ἀφῇ om.*, quo glossemate temere in textum illato et pleonasmus molestissimus et hiatus effectus est, 80, 12 *ἂν εἴη*. Tum exempla glossematum manifestorum proferam, quibus L solus caret: 7, 6 *φύσιν om.*, rectissime; neque enim de diversis naturis, sed de optimo temperamentorum genere agitur, id quod ex

eis quae antecedunt luculentissime apparet; 8, 6 *σαφῶς* (vel *φανερῶς*) *om.*, 30, 5 *κατὰ τὸ ἐπικρατοῦν om.*, recte; nam ex ipsa ceterorum codicum varietate *κατὰ τὸ ἐπικρατοῦν* (OT) vel *κ. τὴν ἐπικράτησιν* (M) vel *κ. τὴν ἐπικράτειαν* (V) praestantium interpolatoris vestigia cernere possis; 80, 25 *περὶ om.* Denique selectas quasdam lectiones ex solo Laurentiano depromptas afferam, quae aliis de causis verae existimandae sunt: 1, 1 *οὖν om.*, 5, 10 *μεταβάλλοι*, 17 *ταὐτὸν*, item 6, 9, 7, 10 *ἕν τε τῇ*, 10, 15 *ὑπολαμβάνειν ὑπάρχειν τὸ ἔαρ*, 27 *ἑκατέροις*, 29 *αὐτό*, 12, 23 *ὑγρότητος δὲ καὶ ξηρότητος*, 15, 13 *ποτὲ δὲ*, 28, 9 *τό τε σῶμα αὐτὸ*, 37, 1 *ὑπάρχει*, 2 *τούτου*, quam scripturam esse verissimam intellegitur e loco simillimo 34, 22 *καὶ τούτου μάλιστα τὸ κατὰ τὴν χεῖρα*; 64, 2 *τούτῳ*, 5 *κρατῆσαι*, 66, 23 *αὖθις*, 68, 25 *νέμονται*, 71, 9 *γάρ τινα*, 74, 13 *προελήλυθεν*, 75, 4 *εἴπερ τῳ*, 80, 1 *ἐνὸν*, 81, 18 *οὔτε*, 83, 23 *ἐνενόησαν*, 84, 17 *ταύτῃ τοι*, 85, 16 *γράψαι*, 86, 8 *ἐξηγησαμένους*, 88, 23 *ἁπτομένοις*, 92, 8 *δύναιτο*, 11 *δὴ*, 98, 10 *παντελῶς ὀλίγον*, 100, 17 *μεθίστηται*, 102, 26 *ταὐτὸν τούτοις*, 103, 8 *μὲν γὰρ*, 106, 21 *τῆς αὐτῆς*, 108, 13 *θερμανεῖ*, 109, 28 *τὸ δυνάμει θερμῷ εἶναι*, 110, 24 *ὂν*, 111, 20 *ἄκρως*, 112, 3 *ποιέεται.*

Itaque cum tanta sit Laurentiani fides ad genuinam scriptoris manum restituendam, omnem fere lectionis varietatem quam diligentissime inde excerptam in apparatum quem vocant criticum recepi.

Huic paulum cedit bonitate codex Trivultianus 685, chartaceus, foliorum 230, saeculi quarti decimi, qui Mediolani in bibliotheca principis Trivultii asservatur. Mutilus est in initio; incipit enim a verbis *νοη]θῆναι δυνάμενον. ὑπὲρ τῶν ὀνομάτων κτλ.* p. 27, 14 huius editionis. Duae igitur partes primi *περὶ κράσεων* libri interierunt. Praeter fragmentum primi libri continet alterum et tertium librum *περὶ κράσεων* f. 1—29^{a}, deinde haec Galeni opera: *περὶ φυσικῶν δυνάμεων* f. 29^{a}—75^{a}, *περὶ ἀρίστης κατασκευῆς τοῦ σώματος ἡμῶν* f. 75^{a}—81^{b}, *περὶ εὐεξίας* f. 81^{b}—86^{a}, *τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν* librum alterum f. 86^{b}—119^{a}, *περὶ*

πτισάνης sive *εἰς τὸ περὶ διαίτης ὀξέων ἤγουν εἰς τὰ περὶ πτισάνης Ἱπποκράτους ὑπόμνημα* f. 120^{b}—193^{a}, *ὑπόμνημα εἰς τὸ πρῶτον βιβλίον προρρητικῶν Ἱπποκράτους* f. 193^{a}—230. Contulit hunc codicem Dominicus Bassi Mediolanensis.

Artiorem quandam necessitudinem inter Laurentianum et Trivultianum intercedere documento sunt permulti loci, quibus ceteri codices ab eis dissentiunt, e. c. 31, 1 *ἄλλαι*, 34, 23 *αἰσθητῶν σωμάτων*, 46, 4 *οὐχὶ περὶ*, 10 *μαραινομένῳ*, 48, 28 *τὰ πρῶτα*, 49, 15 *τε πέρι*, 52, 25 *ῥιγῶντι*, 60, 14 *τῷ ἁβροδιαίτῳ*, 74, 10 *τὴν ἄρκτον τε καὶ τὴν μεσημβρίαν*, 75, 17 *χρῶμα*, 83, 6 *κατώπτηται*, 88, 1 *διῃρημένον*, 98, 3 *ὡς οὕτω*, 101, 13 *παράσχοι προσπεσόν*, 107, 6 *διαμφισβητήσειν*. Neque tamen alter ex altero descriptus est; differunt enim cum aliis tum his locis: 92, 4 *ὕειον* L *χοίρειον* T, 12 *ἄρτος* om. L, 95, 23 *μὲν* L *μὲν οὖν* T, 102, 30 *μὴ* om. L, 103, 13 *πάντως* L *δήπου* T, 107, 21 *μὲν οὖν* L *οὖν* T, 28 *καὶ τροφὴ καὶ φάρμακον* L *τροφή τε ἅμα καὶ φάρμακον* T, 108, 24 *εἴρηται* L *ἤρτηται* T. Veram servavit lectionem T solus paucis locis: 37, 20 *τὸ νεῦρον*, 47, 13 *μὴν*, 53, 16 *τὰ ἄλλα*, 57, 8 *πρῶτον*, 66, 23 *καί τι καὶ*, 74, 27 *σκληρὰ*, 77, 3 *τὸ*, 81, 14 *ἐπὶ τούτων*.

Tertium locum obtinet cod. Marcianus 275, membranaceus, formae quadratae, saeculi quinti decimi, elegantissime scriptus, qui *περὶ κράσεων* libros f. 56^{b}—111^{a} continet. Is etsi Laurentiano paulo inferior est, tot tamen locis cum illo consentit, ut ex eodem uterque archetypo originem duxisse putandus sit. Hanc rationem inter utrumque intercedere cum multa alia tum haec docent exempla: 2, 8 *ψυχράν τε καὶ ξηράν*, 20 *αἱ πᾶσαι διαφοραὶ τῶν κράσεων*, 3, 2 *θερμαίνειν*, 3 *ξηραίνειν*, 4, 11 *τὸ χρῶμα* (omisso *μεταβολὴν* vocabulo spurio), 15 *φάσκοι*, 17 *μέλαν φαίνεσθαι*, 18 *γεγονέναι*, 5, 25 *ὁ δέ γ' ἐκείνων λόγος*, 6, 5 *ἄρχεσθαι*, 16 *ἐπιδεικνύουσιν*, 9, 20 *οὖσαν*, 13, 11 *κράσεών εἰσιν ἀμέτρων*, 14, 2 *ἴδιόν ἐστιν*, 15, 16 *πολλοῖς δὲ*, 18, 8 *τὰ ζῷα*, 20, 8 *δὲ δὴ*, 10 *ἅπαντα συγκεχύσθαι τὸν λόγον ἀνάγκη*, 21, 19 *τούτων*, 24, 10 *ἐνεργήσῃ*, 21 *κατ' ἀξίαν*,

25, 2 *δὴ*, 6 *ἐπέρχεσθαι*, 26, 21 *καὶ λίθου*. Maxime autem id apparet ex falsis lectionibus utriusque codicis propriis; hoc in numero habendae sunt: 1, 2 *κέκρανται*, 16 *δύναται*, 11, 4 *ἐξέσται*, 13, 26 *συμπίπτουσαν*, 31, 22 *ἐξ ὑπεναντίας*, 32, 22 *τελείως*, aliae. Quamquam igitur Laurentianus et Marcianus artissimo cognationis vinculo coniuncti sunt, non tamen hic ex illo descriptus est. Nam in L plurima vocabula omissa sunt, quae in M extant neque ita comparata sunt omnia, ut ex ingenio eius, qui M codicem exaravit, addita esse statuere possis. E permultis huius temeritatis in L passim obviae exemplis haec elegi: 2, 4 *ἤδη*, 12 *οὔθ'*, 3, 11 *τοῦτο*, 14 *ὅλον*, 4, 20 *γεγονέναι*, 13, 12 *ἀναγκαῖον*, 22, 24 *μόνων*, 33, 17 *τὸ τοιοῦτον σῶμα*, 40, 18 *ἀκριβῶς*, 42, 12 *ἑκάστου*, 58, 6 *εἰκὸς*, 69, 8 *μήπω*, 79, 11 *τινες*, 80, 6 *οὐδ'*, 86, 6 *ἀκριβῶς*, 92, 12 *ἄρτος*, 103, 23 *οὐκέτ'*, 108, 3 *καὶ θύμος*. Sed non solum ea de causa, quod vitiorum genere eo, quod in verbis temere omissis positum est, multis locis caret, magnae in textu constituendo auctoritatis est, sed habet etiam peculiares quasdam leetiones optimas, quae in L non inveniuntur; tales sunt: 3, 25 *τῆς μήκωνος*, 6, 11 *γενέσθαι*, 7, 29 *ἢ ψυχρὰν*, 33, 3 *ἤτοι*, 44, 20 *σύμπαντας om.*, 46, 4 *οὐχ ὑπὲρ* (item Orib.), 51, 13 *ἀπὸ om.*, 56, 26 *σκληρὸν οὐδὲν ἂν εἴη*, 58, 26 *καὶ τῆς φλεβὸς*, 59, 17 *ξηρότατον*, 60, 2 *λογισμὸς*, 61, 1 *λιμαγχικοῖσι*, 64, 24 *φῦναι*, 65, 13 *γῇ om.*, 65, 9 *ὁ ἄνθρωπος*, 67, 30 *αὐτὴ*, 71, 14 *ἁπάσας τε* (item Orib.), 75, 12 *οὖν*, 92, 3 *μὲν*, 104, 6 *μὲν*, 105, 25 *ἔψυξεν*, 106, 25 *αἵματος χρηστοῦ*, 113, 11 *κατάπλασμα*. Cedit bonitate Laurentiano Marcianus propterea, quod plurimis locis librarii neglegentia aut inscitia aut praepostera sapientia verbis mutatis aut temere additis aut omissis labem contraxit, quibus L integer est.

Ex Trivultiano non esse descriptum Marcianum plurimis locis probari potest, quibus ille corruptus, hic integer est; cf. 27, 23 *τοῦ om.* T, 31, 17 *ἑτέρας om.* T, 33, 3 *εἴ τι*, 36, 3 *μέντοι γε*, 38, 13 *ὅσον*, 41, 8 *παλαιῶν ἰατρῶν*, 42, 15 *τούτου*, 43, 20 *ὄντων*, 46, 4 *οὐχὶ περὶ*, 24 *θρέψις*

καὶ πρόσθεσις, 47, 18 *ὥστε καὶ συνεχῶς*, 25 *αὔξεσθαι μᾶλλον διὰ τὴν ὑγρότητα ἢ διὰ τὴν*, 48, 7 *κατὰ μέντοι ταῖς πάσαις ἄλλαις ἐνεργείαις* (sic) etc.

Cum Marciano codex Parisinus 2267, chartaceus, recentissimae aetatis, artissime cohaeret. Omnibus enim fere locis cum illo adeo consentit, ut aut ex eo ipso aut, quod veri similius est, ex eodem exemplari descriptus esse videatur.

Eiusdem familiae est codex Vaticanus Ottobonianus 311, chartaceus, saeculo sexto decimo neglegentissime exaratus. Quem cum in libris, qui sunt *περὶ φυσικῶν δυνάμεων*, cum Marciano consentire vidissem neque inde quidquam lucri ad textum emendandum fecissem, ne tempus et operam perderem, eius conferendi consilium celeriter abieci.

Ex codice Trivultiano descriptus esse videtur Marcianus alter sive Venetus append. class. V 4, membranaceus, formae oblongae, saeculo quinto decimo eleganter scriptus, olim Caspari Contarini, qui f. 167—189 *περὶ κράσεων* libros complectitur. Exempla consensus utriusque codicis ex initio libri tertii haec afferam: 86, 2 *δέχεσθαι*, 12 *ὄρνιθα*, 14 *μηδενὸς αὐτῶν ἔξωθεν ἐμποδὼν γενομένου*, 87, 19 *τῶνδε τι*, 21 *ἄρα* pro *ἀέρα*, 23 *εὐσαρκίᾳ νέου*, 26 *καὶ ζητηθήσεται om.*, 88, 25 *προσαγορευόμενα τὰ τοιαῦτα*, 26 *θερμαίνειν*, 89, 5 post *μεταβληθείη* add. *τὸ προσφερόμενον τῶν εἰρημένων φαρμάκων ἕκαστον*, 22 *ἀντιθερμαίνῃ* T *ἀντιθερμαίνει* V supra scripta *η* littera, 90, 8 *περιπυκνώμενον*, 9 *δύῃ*] *δόοι* T *δώοι* V, 20 *ἁπτομένου* (sic) *τούτου*, 26 *ἡ λεπτὴ om.*, 91, 9 *αὐταῖς*, 12 *τὰ οὕτως μεταβληθέντα*, 92, 3 *τὸ μὲν γὰρ ὄρνιθος ἐλάττονος*, 9 *τυχεῖν*, 14 *καὶ om.* Praeterea uterque codex in fine libri primi eandem fere subscriptionem exhibet: *γαληνοῦ περὶ κράσεων σχόλαιον· σύνοψις τοῦ λόγου. Ἔστι συνελόντα τὸν ἅπαντα λόγον εἰς τέσσαρα συναγαγεῖν κεφάλαια κτλ.* T *γαληνοῦ σύνοψις τοῦ περὶ κράσεων λόγου κτλ.* V.

Ex his quae disserui efficitur Venetum ex Trivultiano esse descriptum. Sed bonitate multo est inferior, cum tot

mendis librarii neglegentia aut temeraria mutandi vel interpolandi libidine ortis inquinatus sit, ut charta male usus esse putarer, si omnem lectionis discrepantiam proposuissem. Satis igitur habui illis locis, quibus T deficit (p. 1—27) eas commemorare lectiones, quae maioris momenti esse viderentur. Uno loco Venetus servavit veram lectionem: 31, 4 ὡς εἴπερ.

Alterius familiae sunt deterioris notae codices Oxoniensis et Vaticanus. Codex Oxoniensis Bodleianus 709 sive Laudinus 58, membranaceus, foliorum 364, saeculi quinti decimi, haec Galeni scripta continet: 1. περὶ πεπονθότων τόπων. 2. περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων. 3. περὶ κράσεων f. 156—202. 4. περὶ ἀνωμάλου δυσκρασίας. 5 περὶ φυσικῶν δυνάμεων. 6. περὶ κρίσεων. 7. περὶ κρισίμων ἡμερῶν. 8. περὶ μέτρων καὶ σταθμῶν. Nitide scriptus est. Manus altera multo recentior textum ad aliud exemplar nonnullis locis correxit aut in margine supplevit.

Oxoniensi simillimus est Vaticanus 282, chartaceus, recentissimae aetatis, qui continet Galeni: 1. περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων. 2. περὶ κράσεων. 3. περὶ ἀνωμάλου δυσκρασίας. 4. περὶ φυσικῶν δυνάμεων. 5. περὶ κρίσεων. 6. περὶ μέτρων καὶ σταθμῶν. Quem cum ubique cum Oxoniensi consentire viderem, non totum excussi; contuli initium libri primi usque ad p. 15. Easdem quas O lectiones exhibet e. c. 1, 20 πλείονος, 2, 12 ἐγχωρεῖ, 3, 4 ἀεὶ om., 5 ἑκατέροις (sic), 6 συγχωρεῖν, 12 αὐτὸ, 14 τε om., 4, 10 τὸ θ. κ. ψ., 15 τὸ τέως, 16 τανῦν, 5, 21 δραστικωτέρου, 24 συνέλθοι, 25 ὁ δέ γε λόγος ἐκείνων, 28 διαμείνῃ, 7, 22 αὐτήν om., 8, 6 παραλελείπασιν (sic), 22 τὸ ξηρὸν τοῦ ὑγροῦ, 26 συνίστασθαι, 9, 6 ἐντεῦθεν, 25 κρατούσης, 10, 17 τῷ παραβάλλειν, 13, 11 τῶν κράσεων ἀμέτρων εἰσίν, 26 συμπίπτειν, 15, 16 πολλοῖσι δὲ.

Oxoniensis et Vaticanus etsi ceteris multo sunt deteriores, nonnullis tamen locis soli servaverunt veram lectionem, e. c. 15, 24 σκευαζόμενα καλῶς, 16, 15 κράσεως, 36, 5 περὶ ζῴων μορίων, 65, 2 οὔτ', 73, 6 εὐρύτατος, 80, 21 σιμῇ τε ῥινί, 87, 22 τὸ τῷ.

Ex Oxoniensi aut Vaticano codicibus aut ex apographo alterutrius expressa est editio princeps Aldina (Venet. 1525), quae codicis instar habenda est. Qui enim curaverunt eam, exemplar sibi propositum tam diligenter secuti sunt, ut etiam errores, quos facillimum erat tollere, retinerent, veluti 3, 16 πίειεν, 5, 24 συνέλθοι, 8, 6 παραλελείπασιν, 25, 13 ἐνεργίας, alios. Ex Aldina fluxit Basileensis (Basil. 1538), cuius vestigia accuratissime persecutus est Singkeller, cuius opera Galeni de temperamentis libri tres et de inaequali temperie libellus cum versione latina separatim prodierunt (Basil. 1538). Basileensi successit longo annorum intervallo editio Charterii (Paris. 1679), qui nullo codice adhibito pauca in melius, plura in deterius mutavit. Charterianam exprimendam curavit C. G. Kuehn (Lips. 1821).

Versiones latinae librorum, qui sunt de temperamentis, manu scriptae extant in bibliotheca Vaticana (cod. lat. 2375. 2376. 2378. 2381. 2383), Monacensi (cod. lat. 5. 11), Vratislaviensi. Inspexi hic illic codices Vaticanos et Monacenses neque tamen quidquam subsidii ex iis ad textum graecum emendandum nactus sum.

INDEX NOTARUM.

L	= Laurentianus 74, 5.
L¹	= eius manus prima.
L²	= eiusdem manus altera.
M	= Marcianus 275.
O	= Oxoniensis (Bodleianus 709 = Laudinus 58).
T	= Trivultianus 685.
V	= Marcianus alter append. class. V 4.

A	= editio Aldina.
B	= ed. Basileensis.
Ch	= ed. Charteriana.
K	= ed. Kuehniana.
Corn.	= Cornarii emendationes in margine ed. Aldinae Ienensis adscriptae.

codd.	= codices omnes.
s. l.	= supra lineam.
cett.	= ceteri codices.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΝ

ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ

Cap. I. Ὅτι μὲν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ I 509 K. καὶ ὑγροῦ τὰ τῶν ζῴων σώματα κέκραται καὶ ὡς οὐκ ἴση πάντων ἐστὶν ἐν τῇ κράσει μοῖρα, παλαιοῖς ἀνδράσιν ἱκανῶς ἀποδέδεικται φιλοσόφων τε καὶ ἰατρῶν τοῖς ἀρίστοις· εἴρηται δὲ καὶ πρὸς ἡμῶν ὑπὲρ αὐτῶν τὰ εἰκότα δι᾽ ἑτέρου γράμματος, ἐν ᾧ περὶ τῶν καθ᾽ Ἱπποκράτην στοιχείων ἐσκοπούμεθα. νυνὶ δ᾽, ὅπερ ἐστὶν ἐφεξῆς ἐκείνῳ, ἁπάσας ἐξευρεῖν τῶν κράσεων τὰς διαφοράς, ὁπόσαι τ᾽ εἰσὶ καὶ ὁποῖαι κατ᾽ εἴδη τε καὶ γένη διαιρουμένοις, ἐν τῷδε | τῷ γράμματι δί- 510 ειμι τὴν ἀρχὴν ἀπὸ τῆς τῶν ὀνομάτων ἐξηγήσεως ποιησάμενος. ἐπειδὰν μὲν γὰρ ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ κεκρᾶσθαι λέγωσι τὰ σώματα, τῶν ἄκρως τοιούτων ἀκούειν φασὶ χρῆναι, τουτέστι τῶν στοιχείων αὐτῶν, ἀέρος καὶ πυρὸς καὶ ὕδατος καὶ γῆς· ἐπειδὰν δὲ ζῷον ἢ φυτὸν ἤτοι θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρὸν εἶναι λέγωσιν, οὐκέθ᾽ ὡσαύτως. οὐδὲ γὰρ δύνασθαι ζῷον οὐδὲν οὔτ᾽ ἄκρως θερμὸν ὑπάρχειν ὡς πῦρ οὔτ᾽ ἄκρως ὑγρὸν ὡς ὕδωρ. ὡσαύτως δ᾽ οὐδὲ ψυχρὸν ἢ ξηρὸν ἐσχάτως, ἀλλ᾽ ἀπὸ τοῦ πλεονεκτοῦντος ἐν τῇ κράσει γίγνεσθαι τὰς προσηγορίας, ὑγρὸν μὲν καλούντων ἡμῶν, ἐν ᾧ πλείων ὑγρότητός ἐστι

Inscriptio: *Γαληνοῦ περὶ κράσεων βιβλίον α´* L *Γαληνοῦ περὶ κράσεων λόγος πρῶτος* M ‖ 1 *μὲν* L *μὲν οὖν* cett. ‖ 2 *κέκρανται* LM ‖ 5 *ὑπὲρ αὐτῶν* post *γράμματος* colloc. M ‖ 7 *ἁπάσας ἐξ.* (*εὑρεῖν* M) *τῶν κρ. τὰς δ.* LMV *τῶν κρ. ἁπ. ἐξ. τὰς δ.* O ‖ 9 *διαιρουμένοις* A *διαιρουμεν* (compendio macula deleto, ut perspici non possit) L *διαιρούμενος* cett. ‖ 12 *τὰ τῶν ζῴων σώματα* L ‖ 14 *γῆς κ. ὕδατος* M ‖ 15 *εἶναι λέγωσιν* LMV om. O ‖ 16 *δύναται* LM ‖ ante *ζῷον* add. *εἶναι* L ‖ 17 *ὑπάρχειν* om. L ‖ 20 *πλείων* LO²V *πλεῖον* M *πλείονος* O¹

μοῖρα, ξηρὸν δ', ἐν ᾧ ξηρότητος· οὕτω δὲ καὶ θερμὸν μέν, ἐν ᾧ τὸ θερμὸν τοῦ ψυχροῦ πλεονεκτεῖ, ψυχρὸν δ', ἐν ᾧ τὸ ψυχρὸν τοῦ θερμοῦ. αὕτη μὲν ἡ τῶν ὀνομάτων χρῆσις.

Cap. II. Ὥρα δ' ἂν εἴη λέγειν ἤδη καὶ περὶ τῶν κράσεων αὐτῶν. ἡ μὲν δὴ πλείστη δόξα τῶν ἐπιφανεστάτων
511 ἰατρῶν τε καὶ φιλοσόφων, ὑγράν τ' εἶναι καὶ θερ|μὴν κρᾶσιν, ἑτέραν τῆς ὑγρᾶς τε καὶ ψυχρᾶς, καὶ τρίτην ἐπὶ ταύταις τὴν ξηράν τε καὶ ψυχράν, ἑτέραν τῆς ξηρᾶς θ' ἅμα καὶ θερμῆς. ἔνιοι δ' ἐξ αὐτῶν ὑγρὰν μέν τινα καὶ ψυχρὰν ἅμα κρᾶσιν ὑπάρχειν φασὶ καὶ θερμὴν ἅμα καὶ ξηρὰν ἑτέραν, οὐ μὴν οὔτε τὴν θερμὴν ἅμα καὶ ὑγρὰν οὔτε τὴν ψυχρὰν ἅμα καὶ ξηράν. οὐδὲ γὰρ ἐγχωρεῖν οὔθ' ὑγρότητα πλεονεκτούσῃ θερμότητι συνδραμεῖν οὔτε ξηρότητα ψυχρότητι. δαπανᾶσθαι μὲν γὰρ ὑπὸ τοῦ θερμοῦ κρατοῦντος τὴν ὑγρότητα καὶ οὕτω θερμὸν ἅμα καὶ ξηρὸν γίγνεσθαι τὸ σῶμα, μένειν δ' ἄπεπτόν τε καὶ ἀκατέργαστον, ἐν οἷς ἂν σώμασιν ἀρρωστῇ τὸ θερμόν, ὥστ' ἀναγκαῖον εἶναι θερμότητος μὲν ἐπικρατούσης ἕπεσθαι ξηρότητα, ψυχρότητος δὲ πλεονεκτούσης ἀκολουθεῖν ὑγρότητα. οὗτοι μὲν δὴ κατὰ τάδε πεπείκασι σφᾶς αὐτούς, ὡς δύο εἰσὶν αἱ πᾶσαι διαφοραὶ τῶν κράσεων.

Ὅσοι δὲ τέτταρας εἶναι νομίζουσι, διχῶς τούτοις ἀντιλέγουσιν, ἔνιοι μὲν εὐθὺς τὸ πρῶτον ἀξίωμα μὴ συγχωροῦντες,
512 ὡς ἐξικμάζεσθαι τὴν ὑγρότητα | πρὸς τοῦ θερμοῦ κρατοῦντος ἀναγκαῖόν ἐστιν, ἔνιοι δὲ τοῦτο μὲν συγχωροῦντες, ἀμφισβητοῦντες δ' ἑτέρως. οἱ μὲν δὴ πρῶτοι τοῦ θερμοῦ μὲν ἔργον εἶναί φασι τὸ θερμαίνειν ὥσπερ τοῦ ψυχροῦ τὸ ψύχειν, τοῦ ξηροῦ δ' αὖ τὸ ξηραίνειν ὥσπερ τοῦ ὑγροῦ τὸ ὑγραίνειν.

---

3 μὲν] μὲν οὖν L ‖ ἡ LMV om. O ‖ 4 ἤδη om. L ἤδη καὶ om. V ‖ 6 τε post ὑγράν add. LMV om. O ‖ 7 τε add. LMV om. O ‖ 8 ξηράν τ. κ. ψ. V ψ. τ. κ. ξ. LM ξ. κ. ψ. O ‖ 11 οὐδὲ pro οὔτε (post μὴν) L ‖ θερμὴν ἅμα κ. ὑγρὰν L ὑ. ἅ. κ. θ. cett. ‖ 12 οὐδὲ L οὐ cett. ‖ ἐγχωρεῖ O | οὔθ' om. L ‖ 13 ὑγρότητι πλεονεκτούσῃ θερμότητα σ. οὔτε ξηρότητι ψυχρότητα L ‖ 19 δὴ LMV οὖν O ‖ 20 αἱ πᾶσαι δ. τ. κρ. LM πᾶσαι τ. κρ. αἱ δ. O ‖ 22 διττῶς V ‖ 25 συγχωροῦντες LMV συγχωροῦσιν O ‖ ἀμφισβητοῦντες LMV ἀμφισβητοῦσιν O ‖ 27 post ὥσπερ add. καὶ O om. LMV ‖ 28 ὥσπερ τ. ὑ. M ὥσπερ καὶ τ. ὑ. O καὶ τοῦ ὑγροῦ LV

καὶ διὰ τοῦθ' ὅσα μὲν σώματα θερμὰ τὴν φύσιν ἐστὶν ἅμα καὶ ξηρὰ καθάπερ τὸ πῦρ, ᾗ μὲν θερμά, θερμαίνειν, ᾗ δὲ ξηρά, ξηραίνειν. ὅσα δ' ὑγρὰ καὶ θερμὰ καθάπερ ὕδωρ θερμόν, ὑγραίνειν ταῦτα καὶ θερμαίνειν [πέφυκεν ἀεί], ἑν ἑκατέρας κἀνταῦθα ποιότητος ἔργον ἐχούσης ἀχώριστον. οὔκουν συγχωροῦσιν, εἴ τι θερμόν [ἐστιν], εὐθὺς τοῦτο καὶ ξηραίνειν, ἀλλ' εἰ μὲν ὑγρότης προσείη τῇ θερμότητι, θερμαίνειν ἅμα καὶ ὑγραίνειν ὥσπερ τὰ λουτρὰ τῶν γλυκέων ὑδάτων. εἰ δ' ὥσπερ θερμὸν οὕτω καὶ ξηρὸν εἴη καθάπερ τὸ πῦρ, οὐ θερμαίνειν μόνον, ἀλλὰ καὶ ξηραίνειν εὐθύς, οὐκ ἐκ τῆς θερμότητος τοῦτο λαβόν, ἀλλ' ἐκ τῆς συνούσης αὐτῷ ξηρότητος. ὑπομιμνήσκουσι δ' ἐνταῦθα τῶν ἐν ἡλίῳ θερινῷ διατριψάντων ἐπὶ πλέον, εἶθ', ὡς εἰκός, | αὐανθέν- 513
των ὅλον τε τὸ σῶμα καὶ ξηρὸν καὶ αὐχμηρὸν ἐχόντων καὶ διψώντων οὐκ ἀνεκτῶς. ἴασιν γὰρ αὐτοῖς εἶναί φασιν ἑτοίμην τε καὶ ῥᾴστην, οὐκ εἰ πίοιεν μόνον, ἀλλ' εἰ καὶ λούσαιντο θερμοῖς ὕδασι γλυκέσιν, ὡς τῆς ὑγρότητος, εἴτε μετὰ ψυχρότητος εἴτε μετὰ θερμότητος εἴη, τὸ ἑαυτῆς ἀεὶ δρᾶν δυναμένης, ὑγραίνειν τὰ πλησιάζοντα. κατὰ δὲ τὸν αὐτὸν λόγον φασὶ καὶ τὴν ξηρότητα ξηραίνειν ἀεί. τὸν γοῦν βορρᾶν ξηρὸν καὶ ψυχρὸν ἄνεμον ὑπάρχοντα ξηραίνειν ἅπαντα. καὶ τοῦτ' εἶναι τὸ πρὸς Ὁμήρου λεγόμενον

Ὡς δ' ὅτ' ὀπωρινὸς Βορέης νεοαρδέ' ἀλωὴν
Αἶψα ξηραίνει.

Κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸν τῆς μήκωνος ὀπὸν καὶ ἄλλα μυρία φάρμακα ξηραίνειν ἅμα καὶ ψύχειν. ὥστ'

---

2 θερμαίνειν L (compendio script.) M θερμαίνει OV ‖ 3 ξηραίνειν L (compendio script.) M ξηραίνει OV ‖ 4 ἀεὶ post πέφυκεν om. LO; utrumque vocabulum delendum videtur. ‖ 6 θερμόν LMV θερμαῖνον O ‖ ἐστιν om. L ‖ 7 προσίῃ L ‖ 8 post ὑγραίνειν add. πέφυκεν L ‖ 11 τοῦτο om. L ‖ 12 αὐτῷ LV αὐτῶν M αὐτὸ O ‖ δὲ κἀνταῦθα L ‖ ἡλίῳ θερμῷ καὶ ξηρῷ δ. L ἡλ. ξηρῷ κ. θερμῷ MV ‖ 14 ὅλον τε om. L τε om. MO[1]V ‖ 15 φασὶν εἶναι L ‖ 17 καὶ add. ante γλυκέσιν O om. LMV ‖ 18 εἴτε καὶ μετὰ θ. MV ‖ εἴη] ἐστὶ L ‖ ἀεὶ LMV om. O ‖ 19 ὑγρ. MO[1] καὶ ὑ. L ὑ. γὰρ O[2]V ‖ 21 ψυχρὸν κ. ξ. L ‖ ὑπάρχοντα LMV τυγχάνοντα O ‖ post ἅπαντα add. καὶ ψύχειν O om. LMV ‖ 22 Ὁμήρου] Φ 346 ‖ 25 τῆς M τοῦ LO

οὐκ ἀναγκαῖον, οὔτ', εἴ τι ψυχρόν, εὐθὺς τοῦτο καὶ ὑγρὸν
514 ὑπάρχειν, οὔτ', εἴ τι θερμόν, εὐθὺς καὶ ξηρόν. οὔκουν |
οὐδὲ τὴν θερμὴν κρᾶσιν ἐξ ἀνάγκης εἶναι καὶ ξηράν, ἀλλὰ
δύνασθαί ποτε τὸ μὲν θερμὸν τοῦ ψυχροῦ πλεονεκτεῖν ἐν
τῇ κράσει τοῦ ζῴου, τὸ δ' ὑγρὸν τοῦ ξηροῦ. καὶ γὰρ δὴ
καὶ τὴν γένεσιν καὶ τὴν ἀλλοίωσιν καὶ τὴν μεταβολὴν ἐκ
τῶν ἐναντίων εἰς τὰ ἐναντία γίγνεσθαι. τίς γοῦν εἰπών,
ὅτι τὸ λευκὸν ἠλλοιώθη τε καὶ μετέβαλεν, ἐγένετο γὰρ θερ-
μόν, οὐκ ἂν εἴη καταγέλαστος; ἐπιζητεῖ γὰρ ὁ λόγος οὐ τὴν
κατὰ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἀντίθεσιν, ἀλλὰ τὴν κατὰ
τὸ χρῶμα· μεταβάλλει γὰρ τὸ μὲν λευκὸν εἰς τὸ μέλαν,
ὥσπερ γε καὶ τὸ μέλαν εἰς τὸ λευκόν, τὸ δὲ θερμὸν εἰς τὸ
ψυχρόν, ὥσπερ αὖ καὶ τὸ ψυχρὸν εἰς τὸ θερμόν· οὕτω δὲ
καὶ τὸ μὲν ὑγρὸν εἰς τὸ ξηρόν, τὸ δ' αὖ ξηρὸν εἰς τὸ ὑγρόν.
εἰ γὰρ δὴ φάσκοι τις ἠλλοιῶσθαι τὸ σῶμα τῷ τέως ὑγρὸν
ὑπάρχον εἶναι τανῦν λευκὸν ἢ τῷ τέως ξηρὸν ὂν τανῦν
φαίνεσθαι μέλαν, οὐκ ἂν ὑγιαίνειν δόξειεν. εἰ δέ γε τὸ
τέως ὑγρὸν νῦν ξηρὸν φαίη γεγονέναι ἢ τὸ πρότερον ὑπάρχον
515 μέλαν νῦν εἶναι λευκὸν ἢ | ἐκ θερμοῦ ψυχρὸν ἢ ἐκ ψυχροῦ
θερμὸν γεγονέναι, σωφρονεῖν τ' ἂν δόξειεν ὁ τοιοῦτος καὶ
λέγειν τὰ εἰκότα. τὸ γὰρ μεταβάλλον, ᾗ μεταβάλλει, ταύτῃ
μεταχωρεῖν δεῖ πρὸς τοὐναντίον. ἐγένετο γοῦν ἢ γίγνεται
μουσικὸς ὅδε, φαμέν, ἐξ οὐ μουσικοῦ δηλονότι, καὶ γραμ-
ματικὸς ἐξ οὐ γραμματικοῦ καὶ ῥητορικὸς ἐξ οὐ ῥητορικοῦ·
τὸ δ' ἐκ μουσικοῦ γραμματικὸν ἢ ἐκ γραμματικοῦ μουσικὸν
ἢ ἐξ ἄλλου τινὸς τῶν ἑτερογενῶν γίγνεσθαί τι λέγειν ἄτοπον.

---

2 οὐκ οὖν L οὐκοῦν MV ‖ 3 καὶ om. M ‖ 10 τὸ θερμὸν κ. τὸ ψ. L τὸ θ. ἢ τ. ψ. M τὸ θ. ἢ ψ. V τὸ θ. κ. ψ. O ‖ 11 post χρῶμα add. μεταβολὴν O μεταβολὴν γενέσθαι V om. LM ‖ γὰρ] γέ τοι L δέ τοι V ‖ 12 γε MOV om. L ‖ τὸ δὲ θ. LMV καὶ τὸ θ. αὖ O ‖ 13 αὖ LV γε M om. O ‖ 14 αὖ om. MV ‖ 15 φάσκοι LM φάσκει OV ‖ τῷ O^{2} τὸ LO^{1} τὸ τ. γὰρ MV ‖ 16 εἶναι om. M ‖ τανῦν L νῦν cett. ‖ ἢ τῷ A ἢ τὸ codd. ‖ ὂν om. M ‖ τανῦν O εἶτα νῦν LV νῦν M ‖ 17 μέλαν φαίν. LM ‖ 18 ξηρὸν νῦν ὑγρὸν L ‖ γεγονέναι LM γενέσθαι O ‖ 20 γεγονέναι om. L ‖ τ' LMV om. O ‖ 21 τὰ om. LO ‖ 22 post γοῦν add. τις L ‖ 23 ὅδε] ὁ δὴ L ‖ 26 γενέσθαι M ‖ τι om. L

ἐγχωρεῖ γὰρ τὸν τέως γραμματικὸν νῦν μουσικὸν εἶναι
προσκτησάμενον τῇ γραμματικῇ τὴν μουσικήν, οὐκ ἀπο-
βαλόντα τὴν γραμματικήν. καὶ μὴν εἰ προσεκτήσατό τι
παραμένοντος τοῦ προτέρου, παντί που δῆλον, ὡς οὐκ ἠλ-
λοιώθη κατὰ τὸ μένον· ὥστ' οὐκ ἐκ γραμματικοῦ μουσικὸς
ἐγένετο· καὶ γὰρ καὶ νῦν ἔτι γραμματικός ἐστιν· ἀλλ' ἐξ
ἀμούσου μουσικός· οὐ γὰρ ἔτ' ἐγχωρεῖ μένειν αὐτὸν ἄμου-
σον μουσικὸν ἤδη γεγονότα. πασῶν οὖν τῶν μεταβολῶν
ὑπὸ τῶν ἐναντίων τε κἀκ τῶν ἐναντίων εἰς τὰ ἐναντία
γιγνομένων δηλονότι καὶ τὸ ὑγρόν, | εἰ μεταβάλλοι ποτέ, 516
καθ' ὅσον ὑγρόν, αὐτό τε ξηρανθήσεται καὶ τὸ ξηραῖνον
αὐτὸ ξηρὸν λεχθήσεται.

Μὴ τοίνυν λεγέτωσαν, φασίν, ὡς θερμὴν ἅμα καὶ ὑγρὰν
κρᾶσιν οὐκ ἐγχωρεῖ γενέσθαι. θερμὴν μὲν γὰρ ἅμα καὶ
ψυχρὰν εἶναι τὴν αὐτὴν ἢ ὑγρὰν ἅμα καὶ ξηρὰν οὐκ ἐγ-
χωρεῖ· συνυπάρχειν γὰρ ἀλλήλαις οὐχ οἷόν τε καθ' ἓν καὶ
ταὐτὸν σῶμα τὰς ἐναντίας ποιότητας· ἅμα δ' ὑγρόν τι καὶ
θερμὸν καὶ ψυχρὸν ἅμα καὶ ξηρὸν εἶναι δυνατόν, ὡς ὅ τε
λόγος ἀπέδειξε καὶ τὰ μικρῷ πρόσθεν εἰρημένα παραδείγματα.
τοιοῦτος μὲν ὁ τῶν προτέρων λόγος. ὁ δὲ τῶν δευτέρων
οὐδὲν ἄτοπον εἶναί φησιν, ὑποκειμένου τοῦ θερμοῦ δραστι-
κωτάτου τῶν τεττάρων, ὡς μὴ μόνον εἰς τὸ ψυχρὸν ἀλλὰ
καὶ εἰς τὸ ὑγρὸν ἐνεργεῖν, εἶναι κρᾶσιν ὑγρὰν καὶ θερμήν,
ὅταν εἰς ταὐτὸν ἅμα συνέλθῃ πλῆθος ὑγρότητός τε καὶ
θερμότητος εὐθὺς ἐν τῇ πρώτῃ γενέσει τοῦ ζῴου. ὁ δέ γ'
ἐκείνων λόγος οὐχ ὡς οὐκ ἄν ποτε γένοιτο καθ' ἓν | καὶ 517
ταὐτὸν σῶμα τὸ μὲν ὑγρὸν τοῦ ξηροῦ πλέον, τὸ δὲ θερμὸν
τοῦ ψυχροῦ δείκνυσιν, ἀλλ' ὡς οὐκ ἂν διαμεῖναι τοιοῦτον
ἄχρι παντός· ἀεὶ γὰρ ἐξικμαζόμενον ὑπὸ τοῦ θερμοῦ τὸ

---

1 εἶναι LMV γεγονέναι O ‖ 4 παραμένοντος L μένοντος cett. ‖ 8 γε post μουσικὸν add. O om. LMV ‖ οὖν LM γοῦν O ‖ 9 τε om. L ‖ 10 μεταβάλλοι L μεταβάλλει cett. ‖ 13 λεγέτωσαν L λεγόντων cett. ‖ 17 ταὐτὸν L καὶ ταὐτὸν om. MV ‖ τι om. L ‖ 18 ἅμα post ψυχρὸν om. M ‖ 19 ἐπέδειξε M ‖ μικρῷ LMV σμικρῷ O ‖ 20 μὲν LMV μὲν οὖν O ‖ 22 τῶν τεττάρων om. M ‖ 24 εἰς LV ἐς MO ‖ ταὐτὸν L ταὐτὸ cett. ‖ 25 δέ γ' ἐκείνων λ. LM δ' ἐκ. λ. V δέ γε λ. ἐκ. O

ὑγρὸν ἐν τῷ χρόνῳ ξηρὸν ἀποδείξει τὸ σῶμα καὶ οὕτως οὐκ ἂν ἔτι θερμὸν καὶ ὑγρόν, ἀλλὰ θερμὸν εἴη καὶ ξηρόν· αὐτὸ δ' αὖ πάλιν τοῦτο τὸ θερμὸν καὶ τὸ ξηρὸν ἐπὶ προήκοντι τῷ χρόνῳ ψυχρὸν ἔσται καὶ ξηρόν. ἐπειδὰν γὰρ ἐκβοσκήσηται τὴν ἰκμάδα πᾶσαν αὐτοῦ τὸ θερμόν, ἄρχεσθαι τοὐντεῦθεν ἤδη φασὶ καὶ αὐτὸ μαραίνεσθαι μηκέτ' εὐποροῦν τροφῆς, ὅθεν ἐξήπτετο. θαυμαστὸν οὖν οὐδὲν εἶναι νομίζουσι καὶ κατ' ἀρχὰς εὐθὺς ἐν τῇ πρώτῃ γενέσει τοῦ ζῴου συνδραμεῖν εἰς ταὐτὸν ἢ τὸ ὑγρὸν τοῦ ξηροῦ πλέον ἢ τὸ θερμὸν τοῦ ψυχροῦ. δυνατὸν δὲ κἀν τῷ χρόνῳ προϊόντι γενέσθαι τὴν τέως ὑγρὰν καὶ θερμὴν κρᾶσιν αὖθις ξηρὰν καὶ θερμήν, ὥσπερ αὖ πάλιν τὴν ξηρὰν καὶ θερμὴν ἀποσβεννυμένου τοῦ θερμοῦ ψυχρὰν καὶ ξηρὰν ἀποτελεσθῆναι.

Ὅτι μὲν οὖν ἐγχωρεῖ θερμὴν ἅμα καὶ ὑγρὰν εἶναί τινα
518 καὶ ψυχρὰν | καὶ ξηρὰν ἑτέραν τῆσδε κρᾶσιν, ἐκ τούτων ἐπιδεικνύουσιν. ὅτι δὲ πλείους τῶν τεττάρων διαφορὰς κράσεων ἀδύνατον ὑπάρχειν, ἐκ τῶνδε πειρῶνται διδάσκειν. ὑποκειμένων γάρ, φασί, τεττάρων ποιοτήτων εἰς ἀλλήλας τὸ δρᾶν τε καὶ πάσχειν ἐχουσῶν, θερμότητός τε καὶ ψυχρότητος καὶ ξηρότητος καὶ ὑγρότητος, ἀντιθέσεις γίγνεσθαι δύο, τὴν μὲν ἑτέραν, ἐν ᾗ τὸ θερμὸν ἀντίκειται τῷ ψυχρῷ, τὴν δ' ἑτέραν, ἐν ᾗ τὸ ξηρὸν τῷ ὑγρῷ, καὶ διὰ τοῦτο τέτταρας ἀποτελεῖσθαι τὰς πάσας συζυγίας. ἓξ μὲν γὰρ γίγνεσθαι τῶν τεττάρων ἀλλήλαις ἐπιπλεκομένων τὰς συζεύξεις, ἀλλὰ τὰς δύο τούτων ἀδυνάτους ὑπάρχειν. οὔτε γὰρ ὑγρὸν ἅμα καὶ ξηρὸν οὔτε θερμὸν ἅμα καὶ ψυχρὸν δύναται γενέσθαι σῶμα. λείπεται δὴ τέτταρας εἶναι συζυγίας κράσεων, ὑγρὰς

3 δ' αὖ LVO δὲ M ‖ τὸ ξηρὸν LMV τὸ om. O ‖ 4 ψυχρὸν ἔσται κ. ξ. L ξ. ἔ. κ. ψ. cett. ‖ 5 ἄρχεσθαι LM ἄρχεται OV ‖ 8 ante εὐθὺς add. μὲν O εὐθὺς om. MV ‖ 9 ταὐτὸν L ταὐτὸ O 11 γενέσθαι M γίνεσθαι cett. ‖ ὑ. κ. θ. LMV θ. κ. ὑ. O ‖ ξ. κ. θ. LMV θ. κ. ξ. O ‖ 12 αὖ LV οὖν M γε καὶ αὖθις O ‖ 14 post ἐγχωρεῖ add. καὶ O om. LMV ‖ 16 ἐπιδεικνύουσιν LM ἀποδ. OV ‖ 18 ὑποκειμένων] cf. Orib. XXI 2, 5 ‖ 19 τε (post δρᾶν) Orib. om. LMV ante τὸ δρ. colloc. O ‖ 25 τὰς μὲν δύο L ‖ ἀδύνατον LV ‖ 26 θερμὸν ἅ. κ. ψ. Orib. θ. κ. ψ. MV ψ. ἅ. κ. θ. O οὔθ' ἅμα ψ. κ. θ. L ‖ δύνασθαι M ‖ 27 λείπεσθαι M ‖ δὴ LMV γοῦν O οὖν Orib.

μὲν δύο, ξηρὰς δὲ δύο θερμότητι καὶ ψυχρότητι διῃρημένας.

Cap. III. Ἃ μὲν οὖν οἱ χαριέστατοι τῶν πρὸ ἡμῶν ἰατρῶν τε καὶ φιλοσόφων εἰρήκασι, ταῦτ' ἐστίν. ἃ δ' ἐγὼ παραλιπεῖν αὐτοὺς νομίζω, λέγειν ἤδη καιρός. | ἓν μὲν δὴ καὶ 519
πρῶτον, ὅτι τὴν εὔκρατον, ὥσπερ οὐχ ἁπασῶν τῶν εἰρημένων ἀρετῇ θ' ἅμα καὶ δυνάμει προὔχουσαν, ἐπελάθοντό τε καὶ τελέως παρέλιπον, ὥσπερ οὐδ' ὅλως οὖσαν, καίτοι μηδὲ φθέγξασθαί τι χωρὶς ἐκείνης ὑπὲρ τῶν ἄλλων δυνάμενοι. τὸ γοῦν ἐν τῇ θερμῇ κράσει πλεονεκτεῖν τὸ θερμὸν ἔν τε τῇ ψυχρᾷ τὸ ψυχρὸν οὐδ' ἐπινοῆσαι δυνατὸν ἄνευ τοῦ προτέραν ὑποθέσθαι τὴν εὔκρατον. οὐδὲ γὰρ οὐδὲ τὴν ὑγιεινὴν δίαιταν εἰς ἄλλο τι βλέποντες ἐξευρίσκουσιν ἢ εἰς τὴν εὔκρατον ἐκείνην φύσιν, τὸ μὲν θερμότερον τοῦ δέοντος σῶμα κελεύοντες ἐμψύχειν, τὸ δ' αὖ ψυχρότερον θερμαίνειν, ὡσαύτως τὸ μὲν ὑγρότερον ξηραίνειν, τὸ δὲ ξηρότερον ὑγραίνειν, ἀντεισάγοντες ἀεὶ δηλονότι τῷ πλεονάζοντι τὸ λεῖπον, ὡς εὔκρατόν τινα καὶ μέσην ἐργάσασθαι κατάστασιν. ἣν οὖν ἀεὶ μεταδιώκουσι καὶ πρὸς ἣν ἀποβλέποντες ἐπανορθοῦνται τὰς δυσκράτους, ἐγὼ μὲν ἠξίουν ἁπασῶν πρώτην λέγεσθαι πρὸς αὐτῶν. οἱ δ' ἄρα τοσοῦτον ἀποδέουσι τοῦ μεμνῆσθαι πρώτης, ὥσθ' | ὅλως παραλείπουσιν αὐτήν. ἀλλ' οὐ παρα- 520
λέλειπται, φασί τινες ἐξ αὐτῶν, ἐν γὰρ τῇ θερμῇ καὶ ὑγρᾷ περιέχεται. καὶ πῶς οὐχὶ πέντε λέγετε τὰς πάσας εἶναι κράσεις, ἀλλὰ τέτταρας, εἴπερ τῆς ἀρίστης μέμνησθε; δυοῖν γὰρ θάτερον, ἢ τῶν δυσκράτων ἀνάγκη παραλελεῖφθαι μίαν ἢ τὴν εὔκρατον. ἐγὼ μὲν δὴ σαφῶς οἶδα τὴν εὔκρατον αὐτοὺς παραλιπόντας ἐξ ὧν ἀξιοῦσιν. ἐπειδὰν γὰρ θερμὴν καὶ ξηρὰν ἢ ψυχρὰν καὶ ὑγρὰν ἤ τιν' ἄλλην λέγωσι κρᾶσιν,

6 εὔκρατον L εὔκρατον φύσιν cett. ‖ οὐχ ἁπασῶν τῶν εἰρημένων LMV οὐκ O ‖ 7 προέχουσαν L προὔχουσαν cett. ‖ 8 οὐδ' LMV μηδ' O ‖ 10 ἔν τε L ἢ ἐν cett. ‖ 11 δυνατόν ἐστιν L ‖ προτέραν LMV πρότερον O ‖ ὑποθέσθαι LMV ἐπιθέσθαι O ‖ 13 εἰς post ἢ add. L^2 om. cett. ‖ 15 post ὡσαύτως add. δὲ MOV ‖ 22 πρώτης LMV ταύτης O ‖ ὅλην LOV ‖ αὐτήν om. O ‖ 23 φασί τινες ἐξ αὐτῶν LV φασὶν ἔνιοί τινες ἐξ αὐτῶν M φ. ἐξ αὐ. ἔνιοι O ‖ 28 γὰρ om. LMV ‖ 29 ἢ (ante ψυχρὰν) M καὶ cett.

οὐ τῶν ἄκρων ἡμᾶς ἀκούειν χρῆναι ποιοτήτων, ἀλλὰ κατὰ τὴν πλεονεκτοῦσαν ἀεὶ γίγνεσθαι τὴν προσηγορίαν.

Εἰ δ' οὐ βούλονται τὴν εὔκρατον παραλελεῖφθαι, τῶν ἄλλων τινὰ δειχθήσονται παραλιπόντες. ἔστω γὰρ εὔκρατον εἶναι τὴν ὑγρὰν καὶ θερμήν, ὥσπερ αὐτοὶ βούλονται. παραλελοίπασιν ἄρα τὴν ἀντικειμένην τῇ ψυχρᾷ καὶ ξηρᾷ δυσκρασίᾳ, ἐν ᾗ τὸ ὑγρὸν πλεονεκτεῖ καὶ τὸ θερμόν. ἀλλ' αὐτή, φασίν, ἐστὶν ἥδε. καὶ πῶς ἐνδέχεται καὶ πλεονεκτεῖν
521 ἅμα καὶ μὴ πλεονεκτεῖν τὸ θερμὸν | καὶ κρατεῖσθαι καὶ μὴ κρατεῖσθαι τὸ ψυχρόν; εἰ μὲν γὰρ εὔκρατός ἐστιν, οὐδὲν οὐδενὸς ἀμέτρως ἐπικρατεῖ, εἰ δὲ δύσκρατος, ἀνάγκη πλεονεκτεῖν τι τῶν ἐκ τῆς ἀντιθέσεως. ἀλλ' αὐτὸ τοῦτο, φασίν, ἴδιόν ἐστι τῆς εὐκράτου τὸ κρατεῖν ἐν αὐτῇ τὸ μὲν θερμὸν τοῦ ψυχροῦ, τὸ δ' ὑγρὸν τοῦ ξηροῦ. κρατήσαντος γὰρ δὴ τοῦ ψυχροῦ μετρίως μέν, οὐκ ἀγαθὴν εἶναι τὴν κρᾶσιν, ἔτι δὲ μᾶλλον, νόσον ἤδη γίγνεσθαι, καθάπερ, εἰ καὶ σφοδρῶς κρατήσειε, θάνατον. οὕτω δὲ κἀπὶ τοῦ ξηροῦ συμπίπτειν ἐν ἀρχῇ μὲν δυσκρασίαν, ἐπὶ πλέον δὲ νόσον, ἐπὶ πλεῖστον δὲ κρατήσαντος θάνατον, ὥσπερ οὐχὶ κἀπὶ τῆς ὑγρᾶς καὶ θερμῆς ταῦτα συμπίπτοντα. τίς γὰρ οὐκ ἂν ὁμολογήσειεν, ἐπειδὰν μὲν ἐπ' ὀλίγον ἢ τὸ θερμὸν τοῦ ψυχροῦ τύχῃ πλεονεκτῆσαν ἢ τὸ ὑγρὸν τοῦ ξηροῦ, δυσκρασίαν οὕτω γιγνομένην, ἐπειδὰν δ' ἐπὶ πλέον, νόσον, ἐπειδὰν δ' ἐπὶ πλεῖστον, θάνατον; ὁ γὰρ αὐτὸς ἐπ' ἀμφοῖν λόγος. ἢ μηδὲ τὰς ἀμέτρως ὑγρὰς καὶ θερμὰς καταστάσεις αἰτιώμεθα μηδ' ὅσα μεθ' ὑγρότητος ἀμέτρου νοσήματα συνίσταται θερμά,
522 | μηδὲ ταῦθ' ὁμολογῶμεν εἶναι νοσήματα.

Πρὸς δὴ τοὺς τοιούτους λόγους ἀπομαχόμενοί τινες τῶν

1 ἄκρως L ‖ ἡμᾶς ἀκ. LMV ἀκ. ἡ. O ‖ ad χρῆναι vocab. in marg. add. ἀξιοῦσιν O[2] ‖ 2 τὰς προσηγορίας M τὴν om. L ‖ 4 τινὰ τῶν ἄλλων L ‖ 6 post ἄρα add. φανερῶς MV σαφῶς O om. L ‖ 7 δύσκρατον pro δυσκρασίᾳ MV ‖ 8 αὐτή] αὕτη L ‖ 9 τὸ θερμὸν post ἅμα colloc. O ‖ 17 δὲ] δὲ δὴ M ‖ συμπίπτει LM ‖ 19 ὥσπερ εἰ οὐκ ἐπὶ M ὥσπερ εἰ οὐχὶ V ‖ 20 συνέπιπτον V ‖ post ὁμολογήσειεν add. ὡς O om. LMV ‖ 21 ἢ τὸ ψυχρὸν τοῦ θερμοῦ L[1] ἢ τ. θερμὸν τοῦ ψυχροῦ L[2] ‖ πλεονεκτῆσαν τύχῃ L ‖ 22 τὸ ξηρὸν τοῦ ὑγροῦ O ‖ 23 ἐπὶ πλεῖστον δὲ pro ἐπ. δ' ἐπὶ πλ. M ‖ 25 μηδ'] μήθ' L

ἀπ' Ἀθηναίου τοῦ Ἀτταλέως ὁμόσε χωροῦσιν οὔτε κατάστασιν ὑγρὰν καὶ θερμὴν μέμφεσθαι λέγοντες οὔθ' εὑρεθῆναί τι νόσημα φάσκοντες ὑγρὸν καὶ θερμόν, ἀλλὰ πάντως ἢ θερμὸν καὶ ξηρὸν ὑπάρχειν ὡς τὸν πυρετόν, ἢ ψυχρὸν καὶ ὑγρὸν ὡς τὸν ὕδερον, ἢ ψυχρὸν καὶ ξηρὸν ὡς τὴν μελαγχολίαν· ἐπιμέμνηνται δ' ἐνταῦθα καὶ τῶν ὡρῶν τοῦ ἔτους, ὑγρὸν μὲν καὶ ψυχρὸν εἶναι τὸν χειμῶνα φάσκοντες, ξηρὸν δὲ καὶ θερμὸν τὸ θέρος καὶ ψυχρὸν καὶ ξηρὸν τὸ φθινόπωρον, εὔκρατον δ' ἅμα καὶ θερμὴν καὶ ὑγρὰν ὥραν εἶναί φασι τὸ ἔαρ. οὕτω δὲ καὶ τῶν ἡλικιῶν τὴν παιδικὴν εὔκρατον θ' ἅμα καὶ θερμὴν καὶ ὑγρὰν εἶναί φασιν. δηλοῦσθαι δὲ τὴν εὐκρασίαν αὐτῆς νομίζουσι κἀκ τῶν ἐνεργειῶν τῆς φύσεως ἐρρωμένων τηνικαῦτα μάλιστα. καὶ μὲν δὴ καὶ τὸν θάνατόν φασιν εἰς ξηρότητα καὶ ψῦξιν ἄγειν τὰ τῶν ζῴων σώματα. καλεῖσθαι γοῦν ἀλίβαντας τοὺς νεκροὺς ὡς ἂν οὐκέτι λιβάδα καὶ ὑγρότητα κεκτημένους οὐδεμίαν, ἐξατμισθέντας θ' ἅμα διὰ | τὴν ἀποχώρησιν τοῦ 523
θερμοῦ καὶ παγέντας ὑπὸ τῆς ψύξεως. ἀλλ' εἴπερ ὁ θάνατος, φασί, τοιοῦτος, ἀναγκαῖον ἤδη τὴν ζωήν, ὡς ἂν ἐναντίαν οὖσαν αὐτῷ, θερμήν τ' εἶναι καὶ ὑγράν· καὶ μὴν εἴπερ ἡ ζωή, φασί, θερμόν τι χρῆμα καὶ ὑγρόν, ἀνάγκη πᾶσα καὶ τὴν ὁμοιοτάτην αὐτῇ κρᾶσιν ἀρίστην ὑπάρχειν· εἰ δὲ τοῦτο, παντί που δῆλον, ὡς εὐκρατοτάτην, ὥστ' εἰς ταὐτὸ συμβαίνειν ὑγρὰν καὶ θερμὴν φύσιν εὐκράτῳ καὶ μηδὲν ἄλλ' εἶναι τὴν εὐκρασίαν ἢ τῆς ὑγρότητός τε καὶ θερμότητος ἐπικρατούσης. οἱ μὲν δὴ τῶν ἀμφὶ τὸν Ἀθήναιον λόγοι τοιοίδε. δοκεῖ δέ πως ἡ αὐτὴ δόξα καὶ Ἀριστοτέλους εἶναι τοῦ φιλοσόφου καὶ Θεοφράστου γε μετ' αὐτὸν καὶ τῶν Στωϊκῶν, ὥστε καὶ τῷ πλήθει τῶν μαρτύρων ἡμᾶς δυσωποῦσιν. ἐγὼ

3 δύνασθαι add. ante φάσκοντες L ‖ 4 ἢ post πάντως om. M ‖ 6 ἐντεῦθεν O ‖ 7 ψυχρὸν μὲν καὶ ὑγρὸν M ‖ 10 εἶναί φασι LMV καλοῦσι O ‖ 11 τε ἅμα LMV τε O (om. ἅμα) ‖ ὑγρὰν καὶ θερμὴν L ‖ 16 αὐκέτι LMV μηκέτι O ‖ 17 τε ἅμα LV ἅμα MO ‖ 20 οὖσαν LM ὑπάρχουσαν OV ‖ 21 post ὑγρόν add. ἐστιν OV om. LM ‖ 23 δῆλον παντί που M ‖ εὐκρατοτάτην L[1] εὐκρατοτάτη L[2] ‖ 25 τῆς ante ὑγρότητος om. LO ‖ κρατούσης O ‖ 26 δὴ περὶ τῶν L

δὲ περὶ μὲν Ἀριστοτέλους, ὅπως ἐγίγνωσκεν ὑπὲρ θερμῆς καὶ ὑγρᾶς κράσεως, ἴσως ἄν, εἰ δεηθείην, ἐπὶ προήκοντι τῷ λόγῳ δείξαιμι· δοκοῦσι γάρ μοι παρακούειν αὐτοῦ.

524 Cap. IV. Τὸ δέ γε νῦν ἔχον πειράσομαι πρῶτον | ἐνδείξασθαι τοῖς λέγουσι ταῦτα, πῇ ποτε σοφίζονται σφᾶς αὐτούς, εἶτ' ἐφεξῆς ἀποδεῖξαι τὸν ἅπαντα λόγον εἰς ἓν ἀθροίσας κεφάλαιον. ὅτι μὲν δὴ τὸ ἔαρ οἴονται θερμὸν εἶναι καὶ ὑγρὸν ἅμα καὶ εὔκρατον, ἐνταῦθα σοφίζονται προφανῶς. οὔτε γὰρ ὑγρὸν ὡς ὁ χειμὼν οὔτε θερμὸν ὡς τὸ θέρος, ὥστ' οὐδέτερον ἀμέτρως. ἀμετρίας δ' ἦν ἕκαστον τῶν τοιούτων ὀνομάτων καὶ κατ' αὐτοὺς ἐκείνους δηλωτικόν. ἐσφάλησαν δὲ διχῶς, πρῶτον μὲν ἐκ τοῦ βούλεσθαι πάντως ἐν ταῖς ὥραις εὑρεῖν τὴν τετάρτην συζυγίαν τῶν κράσεων, ἔπειτα δ' ἐκ τοῦ θερμότερον ἢ κατὰ τὸν χειμῶνα καὶ ὑγρότερον ἢ κατὰ τὸ θέρος ὑπολαμβάνειν ὑπάρχειν τὸ ἔαρ. ἀλλ' οὔτ' ἀναγκαῖον ἐν ταῖς ὥραις ὑποτίθεσθαι τὴν τετάρτην συζυγίαν τῶν κράσεων, εἰ μὴ καὶ φαίνοιτο, καὶ τὸ παραβάλλειν αὐτὸ ταῖς ἑκατέρωθεν ὥραις οὐδὲν μᾶλλον ὑγρὸν καὶ θερμὸν ἢ ξηρὸν ἀποδείξει καὶ ψυχρόν. εἰ μὲν γὰρ ἀμετρίας ἐστὶν ὀνόματα τὸ θερμὸν καὶ τὸ ὑγρόν, οὐκ ἀλη-
525 θεύεται κατ' αὐτούς· σύμμετρον γὰρ ἐν ἅπασι τὸ ἔαρ. | εἰ δ' ὅτι θέρους μέν ἐστιν ὑγρότερον, χειμῶνος δὲ θερμότερον, ὑγρόν ἐστι καὶ θερμόν, οὐδὲν ἧττον αὐτὸ ψυχρὸν καὶ ξηρὸν νομίζεσθαι προσήκει, διότι θέρους μέν ἐστι ψυχρότερον, χειμῶνος δὲ ξηρότερον. ἢ τίς ἀποκλήρωσις, ἓν μὲν τῶν ἐκ τῆς ἀντιθέσεως ἀπὸ τοῦ χειμῶνος, ἓν δ' ἀπὸ τοῦ θέρους λαμβάνειν; ἐν ἑκατέροις γὰρ ἀμφοτέρων διαφέρον οὐκ ἐξ ἡμίσεος ὀφείλει τὴν παραβολὴν ἀλλ' ὁλόκληρον ἴσχειν. καὶ μὴν εἴπερ οὕτω γίγνοιτο, τἀναντία φήσομεν ὑπάρχειν αὐτό.

---

1 θ. τε καὶ ὑ. M ‖ 4 ἔχον LV εἶναι MO ‖ 6 ἀποδεῖξαι V ἀποδείξαμι L ἐπιδεῖξαι MO ‖ 8 ἐνταῦθα LMV ἐντεῦθεν O ‖ 12 ἐσφάλησαν δὲ δ. LM διχ. δὲ ἐσφ. OV ‖ 14 δὲ καὶ ἐκ L ‖ καὶ add. ante θερμότερον O om. LMV ‖ 15 ὑπολαμβάνειν L om. cett. ‖ τὸ ἔαρ LMV αὐτό O ‖ 19 ξηρὸν ἀπ. κ. ψυχρόν L ψ. ἀπ. κ. ξ. cett. ‖ 20 τὸ θερμὸν κ. τὸ ὑγρὸν L τὸ θ. κ. ὑ. MV τὸ ὑ. κ. τὸ θ. O ‖ 21 καθ' ἑαυτούς L ‖ 26 τῶν ἀπὸ τοῦ χειμῶνος L ἀπὸ om. M ‖ 27 ἑκατέροις L ἑκατέραις cett. ‖ 29 αὐτό L αὐτῷ cett.

θερμὸν μὲν γὰρ ἔσται καὶ ξηρόν, εἰ τῷ χειμῶνι, ψυχρὸν δ' αὖ καὶ ὑγρόν, εἰ τῷ θέρει παραβάλλοιτο. κατ' οὐδετέραν οὖν τῶν παραβολῶν ὁλοκλήρως γιγνομένην ὑγρὸν ἔσται καὶ θερμόν. εἰ δ' ἔξεστιν ἐκείνοις ἐξ ἑκατέρας αὐτῶν ἥμισυ λαβοῦσιν ὑγρὸν ἀποφαίνειν αὐτὸ καὶ θερμόν, ἐξέσται δήπου καὶ ἡμῖν ἐπὶ θάτερον ἥμισυ μετελθοῦσι ξηρὸν καὶ ψυχρὸν ἀποφῆναι, ξηρὸν μὲν ὡς πρὸς τὸν χειμῶνα, ψυχρὸν δ' ὡς πρὸς τὸ θέρος. ἅπαντ' οὖν οὕτως ἔσται τὸ ἔαρ, ὑγρὸν καὶ ξηρὸν καὶ ψυχρὸν καὶ θερμόν.

Ἀλλ' οὐδὲ | κατ' αὐτοὺς ἐκείνους οἷόν τ' ἐστὶν ἐν ἑνὶ 526
καὶ ταὐτῷ πράγματι τὰς τέτταρας ἐπικρατῆσαι ποιότητας. οὔκουν οὔτε θέρει παραβάλλειν οὔτε χειμῶνι τὸ ἔαρ, ἀλλ' αὐτὸ καθ' ἑαυτὸ σκοπεῖσθαι δίκαιον. οὐδὲ γὰρ οὐδὲ τὸν χειμῶνα διὰ τοῦτο λέγομεν ὑγρὸν εἶναι καὶ ψυχρόν, ὅτι τῶν ἄλλων ὡρῶν ἐστιν ὑγρότατός τε καὶ ψυχρότατος, ἀλλὰ τοῦτο μὲν ἄλλως αὐτῷ συμβέβηκεν· ὅτι δὲ πλεονεκτεῖ κατ' αὐτὸν ἡ μὲν ὑγρότης τῆς ξηρότητος, ἡ δὲ ψυχρότης τῆς θερμότητος, διὰ τοῦθ' ὑγρὸς καὶ ψυχρὸς εἶναι λέγεται. κατὰ ταὐτὰ δὲ καὶ τὸ θέρος, ὅτι κἀν τούτῳ τὸ μὲν ὑγρὸν ἀπολείπεται τοῦ ξηροῦ, τὸ δὲ ψυχρὸν τοῦ θερμοῦ, διὰ τοῦτο θερμὸν εἶναι λέγεται καὶ ξηρόν. καὶ γὰρ καὶ δίκαιον ἐκ τῆς οἰκείας φύσεως ἑκάστην τῶν ὡρῶν ἐξεταζομένην, ἀλλὰ μὴ πρὸς ἄλλην τινὰ παραβαλλομένην ἢ θερμὴν ἢ ψυχρὰν ἢ ξηρὰν ἢ ὑγρὰν ὀνομάζεσθαι. καὶ δὴ καὶ σκοπουμένῳ σοι κατὰ τάδε φανεῖται τὸ ἔαρ ἀκριβῶς μέσον ἁπασῶν τῶν

---

3 οὖν] δὲ M ‖ ὑγρὸν ἔσται κ. θ. LMV ὑ. κ. θ. ἔσται O ‖ 4 ἔξεστιν] ἐξέσται LM ‖ 7 ψυχρὸν μὲν ὡς πρὸς τὸ θέρος, ξηρὸν δὲ ὡς πρὸς τὸν χειμῶνα M ‖ 8 ὑγρὸν κ. ξ. κ. θ. κ. ψ. LV ὑ. κ. ξ. θ. κ. ψ. M ὑ. ξ. θ. ψ. O omissa καὶ vocula; usitatum verborum ordinem restitui ‖ 12 οὐκοῦν LM ‖ παραβάλλειν LMV παραβαλεῖν O ‖ 13 ἑαυτὸ L αὑτὸ O αὐτὸ M ‖ verba οὐδὲ γὰρ usque ad ὡς ἐν χειμῶνι τοῦ ὑγροῦ excerps. Orib. IX 2, 1—4. ‖ 15 ὑγρότατός τε κ. ψ. ἐστιν M ὑ. τε κ. ψ. V ὑ. ἐστὶ κ. ψ. L τε om. O ‖ 16 ἄλλως LM καὶ ἄλλως OV ‖ κατ' αὐτὸν] ἐν αὐτῷ L ‖ 18 ὑ. κ. ψ. εἶναι LMV ψ. εἶναι κ. ὑ. O ‖ 19 ταὐτὰ Orib. ταῦτα LMV ταυτὸ O ‖ 21 καὶ γὰρ καὶ L Orib. κ. γ. cett. ‖ 22 οἰκείας] ἰδίας V Orib. ‖ ἀλλὰ μὴ LMV οὐ O ‖ 23 ἢ ante θερμὴν om. L ‖ 25 ἀκριβῶς om M

ὑπερβολῶν. οὔτε γὰρ ὡς ἐν χειμῶνι πλεονεκτεῖ τὸ ψυχρὸν
527 | ἐν αὐτῷ τοῦ θερμοῦ οὔθ᾽ ὡς ἐν θέρει πλεονεκτεῖται. κατὰ ταὐτὰ δὲ καὶ ξηρότητός τε καὶ ὑγρότητος ἰσομοιρία τίς ἐστιν ἐν αὐτῷ μήθ᾽ ὡς ἐν θέρει κρατοῦντος τοῦ ξηροῦ μήθ᾽ ὡς ἐν χειμῶνι τοῦ ὑγροῦ καὶ διὰ τοῦτ᾽ ὀρθῶς εἴρηται πρὸς Ἱπποκράτους· ‘ἦρ δὲ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες’.

Ἀλλὰ καὶ τὸ φθινόπωρον ἧττον μὲν ἢ τὸ θέρος θερμόν, ἧττον δ᾽ ἢ ὁ χειμὼν ψυχρόν. ὥστε ταύτῃ μὲν οὔτε θερμὸν ἁπλῶς οὔτε ψυχρόν, ἀμφότερα γάρ ἐστι, καὶ οὐδέτερον ἄκρως. ἕτερον δέ τι πρόσεστιν αὐτῷ κακόν, ὅπερ ἐπεσημήνατο καὶ Ἱπποκράτης ἐν Ἀφορισμοῖς εἰπών· ‘ὁκόταν τῆς αὐτῆς ἡμέρης ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ποιέῃ, φθινοπωρινὰ τὰ νοσήματα προσδέχεσθαι χρή’. καὶ τοῦτό γ᾽ ἐστὶ τὸ μάλιστα νοσῶδες ἐργαζόμενον τὸ φθινόπωρον, ἡ ἀνωμαλία τῆς κράσεως. οὐκ ὀρθῶς οὖν εἴρηται ψυχρὸν καὶ ξηρόν, οὐ γάρ ἐστι ψυχρόν αὐτὸ καθ᾽ αὑτὸ θεωρούμενον,
528 ὥσπερ ὁ χειμών, ἀλλὰ τῷ θέρει παραβαλ|λόμενον ἐκείνου ψυχρότερον. οὐ μὴν οὐδ᾽ ὁμαλῶς εὔκρατον, ὡς τὸ ἔαρ, ἀλλ᾽ ἐν τούτῳ δὴ καὶ μάλιστα διενήνοχεν ἐκείνης τῆς ὥρας, ὅτι τὴν εὐκρασίαν τε καὶ τὴν ὁμαλότητα διὰ παντὸς ἴσην οὐ κέκτηται. πολὺ γὰρ θερμότερόν ἐστι κατὰ τὴν μεσημβρίαν ἢ κατὰ τὴν ἕω τε καὶ τὴν ἑσπέραν. ὑγρότητος δὲ καὶ ξηρότητος οὐκ ἀκριβῶς μέν ἐστι μέσον, ὡς τὸ ἔαρ, ἀλλ᾽ ἐπὶ τὸ ξηρότερον ῥέπει. λείπεται δὲ κἀν τούτῳ τοῦ θέρους, οὐ μὴν τοσοῦτόν γ᾽ ὅσον θερμότητι. δῆλον οὖν, ὡς οὐδὲ τὸ φθινόπωρον ἁπλῶς οὕτω ῥητέον, ὡς ἐκεῖνοι λέγουσι,

2 πλεονεκτεῖται] πλεονεκτεῖ τὸ ξηρὸν τοῦ ὑγροῦ MV ‖ 3 ὑγρότητος καὶ ξηρότητος L ‖ 5 καὶ LMV om. O ‖ 6 Hipp. Aphor. III 9 (t. IV 488 L.) ‖ ἔαρ M ‖ 11 ἕτερον] cf. Orib. IX 2, 5 ‖ τι om. L ‖ 12 Hipp. Aphor. III 4 (t. IV 486 L.) Galen. XVII 2, 568 ‖ 13 ποιέῃ OV ποιέει L ποιεῖ M! ‖ 14 χρή] δεῖ L ‖ γ᾽ M γε LV om. O ‖ 20 ἐν τούτῳ δὴ καὶ μάλιστα LMV ὅτι μάλιστα τούτῳ O ‖ 22 πολὺ] cf. Orib. IX 2, 5 ‖ τὸ add. ante κατὰ L bis ‖ 23 ὑγρότητος δ. κ. ξηρότητος L ὑγρότητι δ. κ. ξηρότητι O ὑγρότατον καὶ (δέ γε καὶ V) ξηρότατον MV ‖ 24 οὐκ ἀκρ. μέν ἐ. μ. ὡς τ. ἔ. LM μέσον οὐκ ἔστιν ἀκρ. ὡς τ. ἔ. O

ψυχρόν τ᾽ εἶναι καὶ ξηρόν. ἄκρως μὲν γὰρ οὐδέτερόν ἐστιν, ἐπικρατεῖ δ᾽ ἐν αὐτῷ τὸ ξηρὸν τοῦ ὑγροῦ καὶ δικαίως ἂν λεχθείη ταύτῃ μὲν ξηρόν, ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ μικτὸν ἐξ ἀμφοῖν καὶ ἀνώμαλον.

Ὥστ᾽ εἴπερ τὰς τέτταρας συζυγίας τῶν κράσεων εἰς τὰς τέτταρας ὥρας διανεῖμαι σπουδάζουσιν, ἴστωσαν οὐ μόνον ἦρι κακῶς προσάψαντες ὑγρότητα καὶ θερμότητα κράσεως, ἀλλὰ καὶ φθινοπώρῳ ψυχρότητα καὶ ξηρότητα. | καίτοι γ᾽, 529
εἰ καὶ τοῦτο συνεχωρεῖτο ξηρὸν εἶναι καὶ ψυχρόν, οὐκ ἦν ἀναγκαῖον εὐθέως ὑγρὸν εἶναι καὶ θερμὸν τὸ ἔαρ. οὐ γὰρ εἰ τέτταρες αἱ πᾶσαι συζυγίαι κράσεών εἰσιν ἀμέτρων, ἤδη καὶ πάσας ἀναγκαῖον εἰς τὰς τέτταρας ὥρας νενεμῆσθαι. ἀλλ᾽ εἴπερ ἄρα τάξις τίς ἐστιν ἐν τῷ κόσμῳ καὶ κατὰ τὸ βέλτιον, οὐ τὸ χεῖρον ἅπαντα κεκόσμηται, πιθανώτερον ἦν, εὐκράτους μὲν τὰς πλείους ὥρας γίγνεσθαι, μίαν δ᾽ ἐξ αὐτῶν, εἴπερ ἄρα, τὴν δύσκρατον· οἱ δὲ τοὐναντίον ἐπιδεῖξαι σπεύδουσιν, ὡς οὐδεμία τῶν ὡρῶν ἐστιν εὔκρατος, ἀλλ᾽ ἐξ ἀνάγκης ἐν αὐταῖς ἐπικρατεῖ νῦν μὲν τὸ ψυχρόν, αὖθις δὲ τὸ θερμόν, καὶ νῦν μέν, εἰ τύχοι, τὸ ξηρόν, αὖθις δὲ τὸ ὑγρόν. ἐγὼ δὲ τοσοῦτον ἀποδέω ἢ θερμὸν καὶ ὑγρὸν ἀποφαίνειν τὸ ἔαρ, ἢ ὅ τί περ ἂν εὔκρατον ᾖ, θερμὸν καὶ ὑγρὸν εἶναι συγχωρεῖν, ὥστε πᾶν τοὐναντίον ἀποφαίνομαι χειρίστην εἶναι κατάστασιν κράσεως τοῦ περιέχοντος ἡμᾶς ἀέρος τὴν θερμὴν καὶ ὑγράν, ἣν ἐν μὲν ταῖς ὥραις οὐκ ἂν εὕροις ὅλως, ἐν δὲ ταῖς νοσώδεσι καὶ | λοιμώδεσι κατα- 530
στάσεσιν ἐνίοτε συμπίπτει, καθάπερ που καὶ Ἱπποκράτης

1 ἄκρως μὲν] cf. Orib. IX 4, 4 ‖ 5 Ὥστ᾽] cf. Orib. IX 2, 5 ‖ 6 σπουδάζουσιν LMV σπεύδουσιν O ‖ 7 προσάπτοντες Orib. ‖ κράσεως om. L ‖ 8 ξηρότητα κ. ψ. M ‖ 9 καὶ om. L ‖ ψυχρὸν εἶναι κ. ξ. L ‖ 11 κράσεών εἰσιν ἀμ. LM κρ. ἀμ. εἰσὶν V τῶν κρ. ἀμ. εἰσὶν O ‖ 12 καὶ add. LMV om. O ‖ ἀναγκαῖον om. L ‖ 13 τίς om. MV ‖ 14 οὐ τὸ LMV οὐ κατὰ τὸ O ‖ πιθανώτατον MV ‖ 15 γεγενῆσθαι O ‖ 16 οἱ δὲ LM οἱ δέ γε O ‖ ἐπιδεῖξαι LMV ἀποδ. O ‖ 18 ψυχρόν, αὖθις δ. τ. θ. LMV θ. αὖ. δ. τ. ψ. O ‖ 20 verba ἐγὼ δὲ usque ad συμπίπτει excerps. Orib. IX 2, 6 ‖ ἢ LV τοῦ O ‖ θερμὸν κ. ὑ. LMV ὑ. κ. θ. O ‖ 23 ἡμᾶς LMV om. O ‖ 25 καὶ LMV τε καὶ O | 26 συμπίπτουσαν LM συμπίπτειν O ‖ Hipp. Epid. II 1, 1 (t. V 72 L.)

ἐμνημόνευσε λέγων· 'ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι' ὅλου'. τοῦτο γὰρ ἴδιόν ἐστιν ὑγρᾶς καὶ θερμῆς καταστάσεως ὕειν συνεχῶς ἐν καύμασιν. εἰ δ' ἤτοι μόνον εἴη καῦμα, καθάπερ ἐπὶ τοῦ κατὰ φύσιν ἔχοντος θέρους, ἢ ὕοι μὲν ἀλλ' ἐν κρύει, καθάπερ ἐν χειμῶνι, θερμὴν καὶ ὑγρὰν οὐχ οἷόν τε τὴν τοιαύτην εἶναι κατάστασιν. ἆρ' οὖν ἄνοσον ἐκεῖνο τὸ θέρος, ἐν ᾧ, φησίν, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι' ὅλου; καὶ μὴν ἄνθρακας ἐν τούτῳ γενέσθαι διηγεῖται, σαπέντων δηλονότι τῶν ἐν τῷ σώματι περιττωμάτων καί τινας ἰχῶρας θερμοὺς καὶ ὑγροὺς ἀμέτρως γεννησάντων. εἴσῃ δ' ἐξ αὐτῆς τῆς ῥήσεως, εἰ πᾶσαν αὐτήν σοι παραγράψαιμι, τόνδε τὸν τρόπον ἔχουσαν· 'ἄνθρακες ἐν Κρανῶνι θερινοί. ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι' ὅλου. ἐγίνοντο δὲ μᾶλλον νότῳ καὶ ὑπεγίνοντο μὲν ὑπὸ τὸ δέρμα ἰχῶρες. ἐγκαταλαμβανόμενοι δ' ἐθερμαίνοντο καὶ κνησμὸν ἐνεποίεον· εἶτα 531 φλύκταιναι ὥσπερ πυρίκαυστοι | ἐπανίσταντο καὶ ὑπὸ τὸ δέρμα καίεσθαι ἐδόκεον'.

Ἀλλ' ἐνταῦθα μὲν ὡς ἂν μιᾶς ὥρας μετακοσμηθείσης ἧττον τὸ κακόν. εἰ δὲ δύο ἢ τρεῖς ὑπαλλαχθεῖεν ἢ καὶ σύμπαν τὸ ἔτος ὑγρὸν καὶ θερμὸν γένοιτο, μέγιστον ἀνάγκη συμπεσεῖν οὕτω λοιμόν, οἷον ἐν τῷ τρίτῳ τῶν Ἐπιδημιῶν διηγεῖται. παραγράψω δὲ πρῶτα μὲν ἃ περὶ τῆς τῶν ὡρῶν ἀκοσμίας εἶπεν, ἐφεξῆς δὲ καὶ τὰ περὶ τῆς ἐπιγενομένης φθορᾶς τῶν ἀνθρώπων. ἐν ἅπασι δ' αὐτοῖς προσέχειν σε τὸν νοῦν ἀκριβῶς ἀξιῶ καὶ σκοπεῖσθαι πρῶτον μέν, ὁποῖόν τι πρᾶγμα θερμὴ καὶ ὑγρὰ κρᾶσίς ἐστιν, ὡς οὐδὲν ἦρι παρόμοιον, εὐκράτῳ χρήματι· δεύτερον δ' ὡς ἀναγκαῖον ἐν αὐτῇ σήπεσθαι πάντα. ἄρχεται μὲν οὖν ὁ Ἱπποκράτης τῆς

1 καύσεσιν L[1] καύμασιν L[2] ‖ λαύρῳ codd. ‖ 2 ἰδιόν ἐστιν LM ἐστιν ἴδιον O ‖ θερμῆς κ. ὑ. L ‖ τὸ ὕειν O ‖ 4 ὕοι scripsi: ὕει codd. ‖ 6 τοιαύτην] αὐτὴν L ‖ κατάστασιν εἶναι L ‖ 7 φησὶν ὁ Ἱπποκράτης L φησὶν Ἱ. M ‖ ὕειν L ‖ 8 τούτῳ LMV αὐτῷ O ‖ 10 ὑγροὺς κ. θ. M ‖ 11 σοι om. MV ‖ 13 λαύρῳ codd. ‖ 14 ὑπογίγνονται MV ‖ 15 ἐνεποίουν M ‖ 16 ἐξανίσταντο M ‖ 22 πρῶτα LMV πρῶτον O ‖ 23 ἐπιγενομένης LO γενομένης V περὶ τῆς τῶν ὡρῶν νομένης (sic) M ‖ 24 τοῖς ἀνθρώποις L ‖ 25 ἀκριβῶς om. M ἀξιῶ ἀκριβῶς L ‖ 27 προσόμοιον M ‖ 28 Hipp. Epid. III 3, 2 (t. III 66 L.) Galen. XVII 1, 647

διηγήσεως ὧδε· 'ἔτος νότιον, ἔπομβρον, ἄπνοια διὰ τέλεος'. εἶτα τούτοις ἐπιφέρει τὰ κατὰ μέρος ἁπάσης τῆς καταστάσεως, ὄμβρους πολλοὺς ἐν θερμῇ καὶ νοτίᾳ καταστάσει γενέσθαι γράφων, εἶτ' αὖθις ἐπὶ τέλει τὸν σύμπαντα λόγον εἰς ἓν κεφάλαιον ἀγαγὼν οὕτω φησί· 'γενομένου δὲ τοῦ ἔτεος ὅλου | νοτίου καὶ ὑγροῦ καὶ μαλακοῦ' τάδε καὶ τάδε 532 συνέπεσεν, ἃ σύμπαντα μὲν γράφειν ἐν τῷδε τῷ λόγῳ μακρόν. ἔνεστι δὲ τῷ βουλομένῳ λαβόντι τὸ τρίτον τῶν Ἐπιδημιῶν ἀναγιγνώσκειν τὰ κατὰ μέρος εἰς ἓν ἅπαντα κεφάλαιον ἀναγόμενα, σηπεδόνα μεγίστην, ἧς καὶ αὐτῆς ὀνομαστὶ πολλάκις ὁ Ἱπποκράτης ἐπιμέμνηται, ποτὲ μὲν ὡδίπως λέγων· 'ἦν δὲ καὶ τὸ ῥεῦμα τὸ συνιστάμενον οὐ πύῳ ἴκελον, ἀλλὰ σηπεδών τις ἄλλη καὶ ῥεῦμα πολὺ καὶ ποικίλον'· ποτὲ δὲ πάλιν ὡδί· 'καὶ ἐν αἰδοίοισιν ἄνθρακες οἱ κατὰ θέρος καὶ ἄλλα, ἃ σῆψις καλέεται', καὶ ὡς ἐκ τῆς σήψεως ταύτης πολλοῖς μὲν βραχίων καὶ πῆχυς ὅλος ἀπερρύη, πολλοῖς δὲ μηρὸς ἢ τὰ περὶ κνήμην ἀπεψιλοῦτο καὶ ποὺς ὅλος. ἀλλὰ καὶ σαρκῶν καὶ ὀστῶν καὶ νεύρων ἐκπτώσεις ἐγίγνοντο μεγάλαι. καὶ ὅλως οὐδὲν ἔστιν εὑρεῖν ὧν ἔγραψε παθημάτων, ὃ μὴ σηπεδόνος ἔκγονον ὑπάρχει, δεόντως. οὔτε γὰρ ὑπὸ ξηροῦ τι σήπεσθαι πέφυκεν οὔθ' ὑπὸ ψυχροῦ. μάθοις δ' ἄν, εἰ θεάσαιο τά τε κρέα καὶ τἆλλα σύμπαντα τὰ πρὸς τῶν | ἀνθρώπων ταριχευόμενα, τὰ μὲν ἁλσί, τὰ δ' ἅλμῃ, 533 τὰ δ' ὄξει, τὰ δ' ἄλλῳ τινὶ τῶν ξηραινόντων σκευαζόμενα καλῶς. μάθοις δ' ἂν καὶ ὡς ἐν τῷ βορρᾷ, ξηρῷ καὶ ψυχρῷ

1 ἦν μὲν ἔτος L ἦν δὲ τὸ ἔτος V ἦν δ' ἔτος M ‖ 3 καταστάσει] κράσει MV ‖ 4 ἐπὶ τέλει post ἓν colloc. O ‖ 5 συναγαγὼν V fort. ἀναγαγὼν ‖ οὕτω φησί LMV οὕτως O ‖ Hipp. Epid. III 3, 2 (III 66 L.) ‖ 6 ὅλου φησὶ O ‖ ἐννοτίου M ‖ 7 ξύμπαντα O ‖ γράφειν LM ἀναγράφειν OV ‖ 9 κεφ. ἅπαντα ἀν. L ‖ 10 αὐτὸς LV ‖ 11 ὁ Ἱππ. ὀνομαστὶ πολλ. M ‖ 12 Hipp. Epid. III 2, 4 (t. III 72 L.) ‖ 13 ποτὲ L ὁτὲ cett. ‖ 14 Hipp. Epid. III 2, 7 (t. III 84 L.) ‖ αἰδοίοις M ‖ 16 ὅλος L ὅλως cett. ‖ πολλοῖσι δὲ O ‖ 17 τὴν κνήμην MO τὴν om. LV ‖ 18 σαρκῶν κ. ὀστῶν LMV ὀ. κ. σ. O ‖ post νεύρων add. καὶ ἄρθρων MO om. LV ‖ 20 ἔκγονον LMV ἔγγονον O ‖ 21 τοῦ ξηροῦ O τοῦ om. LMV item ante ψυχροῦ ‖ 24 post σκευαζόμενα add. καλῶς O om. cett. ‖ 25 δ' ἂν καλῶς LMV δὲ O

τὴν φύσιν ὑπάρχοντι, ἄσηπτα μέχρι πλείστου διαμένει πάντα· σήπεται δ' ἑτοίμως ἐν νοτίαις καταστάσεσιν. ἔστι γὰρ οὖν καὶ οὗτος ὁ ἄνεμος ὑγρὸς καὶ θερμός.

Ὥστε πᾶν τοὐναντίον ἡμεῖς ἀποφαινόμεθα τοῖς ὑγρὸν καὶ θερμὸν ὑπολαμβάνουσιν εἶναι τὸ ἔαρ. οὔτε γὰρ τοιοῦτόν ἐστιν οὔθ' ὑγιεινὸν ἂν ἦν, εἴπερ ἦν τοιοῦτον. οἱ δὲ καὶ τοιοῦτον εἶναί φασιν αὐτὸ καὶ διὰ τοῦθ' ὑπάρχειν ὑγιεινόν, ἐν ἀμφοτέροις ἁμαρτάνοντες, ὅσα τε ταῖς αἰσθήσεσιν ἔνεστι διαγνῶναι καὶ ὅσα τῷ λόγῳ διασκέψασθαι. ταῖς μὲν γὰρ αἰσθήσεσιν ἔνεστιν ἐναργῶς μαθεῖν εὔκρατον ἀκριβῶς αὐτό, τῷ λόγῳ δ' ἐξευρεῖν, ὡς διὰ τοῦτ' ἐστὶν ὑγιεινόν, διότι μηδὲν ἐπικρατεῖ τῶν τεττάρων. εἰ δέ γ' ἤτοι τὸ θερμὸν ἐπεκράτει πολλῷ τοῦ ψυχροῦ ἢ τὸ ὑγρὸν τοῦ ξηροῦ, σηπεδόνων τ' ἂν ἦν εὔφορον οὕτω καὶ πασῶν τῶν ὡρῶν
534 | νοσωδέστατον. ἀλλ' ἡ τῆς τῶν τεττάρων κράσεως ἰσομοιρία τῆς τ' εὐκρασίας αὐτοῦ καὶ τῆς ὑγιείας αἰτία. πόθεν οὖν ἐπῆλθέ τισιν ἰατροῖς τε καὶ φιλοσόφοις ὑγρὸν καὶ θερμὸν ἀποφήνασθαι τὸ ἔαρ; ἐκ τοῦ βουληθῆναι δηλονότι τὰς τέτταρας συζυγίας τῶν κράσεων εἰς τὰς τέτταρας ὥρας διανεῖμαι. τοῦτο δ' αὐτὸ πάλιν ἐκ τοῦ παραλιπεῖν τὴν πρώτην ἁπασῶν, τὴν εὔκρατον, ἐγένετο. καὶ γὰρ οὖν καὶ διαιτημάτων καὶ φαρμάκων ἁπάντων τε τῶν ὄντων εἰς τὰς τέτταρας ταύτας συζυγίας ἀνάγουσι τὰς διαφοράς.

Cap. V. Ὧι καὶ δῆλον, εἰς ὅσον οἱ περὶ φύσεως λογισμοὶ σφαλέντες τῆς ἀληθείας εἰς τὰς ἰάσεις βλάπτουσι καὶ βέλτιόν ἐστι δυοῖν θάτερον, ἢ μηδ' ὅλως ἅπτεσθαι τῶν τοιούτων λόγων, ἀλλ' ἐπιτρέψαι τῇ πείρᾳ τὸ πᾶν, ἢ πρότερον ἐν τῇ λογικῇ θεωρίᾳ γυμνάσασθαι. τὸ δὲ μήτε τῇ πείρᾳ προσέχειν τὸν νοῦν ἐπιχειρεῖν τε θεωρίᾳ φυσικῇ πρὸ

1 φύσιν] κρᾶσιν L ‖ πλείστου LMO πολλοῦ V ‖ 2 ἐν νοτίαις LMV ταῖς νοτ. O ‖ δὴ pro οὖν M ‖ οὖν καὶ om. L ‖ 3 θερμὸς κ. ὑγρ. L ‖ 6 δέ γε MOV ‖ 7 ὑπάρχειν ὑγ. LMV ὑγ. ὑπ. O ‖ 12 μηδὲν (μηδὲ L) ἐπικρ. τ. τεσσάρων LMV μηδὲν ἐν αὐτῷ τ. τ. ἐπικρ. O ‖ 14 τ' om. MV ‖ εἴη M ‖ δὲ add. post οὕτω LV ‖ 15 νοσωδέστερον L ‖ κράσεως O κράσεων cett. ‖ 16 ὡς add. ante καὶ L ‖ 17 ὑγρόν τε καὶ M ‖ 21 τοιγαροῦν pro καὶ γ. οὖν M ‖ 24 post φύσεως add. ἀνθρώπου O om. LMV

τοῦ τὸν λογισμόν, ᾧ μέλλοιμεν εὑρίσκειν αὐτήν, ἀσκῆσαι πρεπόντως εἰς τὰ τοιαῦτ' ἀναγκαῖον ἀπάγειν | σοφίσματα, 535
καὶ περί τε τῶν φαινομένων ὡς ἀναισθήτους ἀναγκάζει διαλέγεσθαι μάρτυρά τε καλεῖν Ἀριστοτέλην παρακούοντας ὧν διδάσκει. πολλαχῶς γὰρ ἐκεῖνος οἶδε καὶ τὸ θερμὸν λεγόμενον καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν· οἱ δ' οὐκ ἀκούουσιν αὐτοῦ πολλαχῶς ἀλλ' ὡσαύτως ἀεί. καὶ μὲν δὴ καὶ ὡς οὐ ταὐτόν ἐστιν ἢ οἰκείῳ τινὶ καὶ συμφύτῳ θερμῷ θερμὸν ὑπάρχειν ἢ ἐπικτήτῳ τε καὶ ἀλλοτρίῳ διῆλθεν Ἀριστοτέλης· οἱ δὲ καὶ τούτου παρακούουσιν. ἔτι δὲ πρὸς τούτοις ὁ μὲν Ἀριστοτέλης, ὡσαύτως δὲ καὶ ὁ Θεόφραστος, εἰς ὅ τι χρὴ βλέποντας ἢ εὔκρατον ἢ δύσκρατον ὑπολαμβάνειν εἶναι τὴν φύσιν, ἀκριβῶς εἰρήκασιν· οἱ δ' οὐδὲ τοῦτο γιγνώσκουσιν, ἀλλ' ὅταν ἀκούσωσί που λεγόντων αὐτῶν ὑγρὸν εἶναι καὶ θερμὸν τὸ ζῷον ἢ τὴν τοῦ παιδὸς κρᾶσιν ὑγρὰν καὶ θερμήν, οὔθ' ὅπως εἴρηται ταῦτα συνιᾶσιν ἐμπλήκτως τε μεταφέρουσι τὸν λόγον ἐπὶ τὰς ὥρας ὥσπερ ταὐτὸν ὂν ἀλλ' οὐ μακρῷ διαφέρον ἢ τὴν οἰκείαν κρᾶσιν ὑγρὰν εἶναι καὶ θερμὴν ἢ τὴν τοῦ περιέχον|τος ἡμᾶς ἀέρος. οὔτε γὰρ 536
ταὐτόν ἐστιν οὔθ' ὁμοίως ὑγρὰ καὶ θερμὴ ζῴου κρᾶσις ἀέρος ὑγρᾷ καὶ θερμῇ κράσει λέγεται.

Τί δὴ τὸ τούτων ἁπάντων αἴτιον, ἤδη διηγήσομαι καὶ δείξω σαφῶς τοῖς προσέχειν τὸν νοῦν βουλομένοις, ὡς μικρὰ πταίσματα τῶν ἐν ἀρχῇ τῆς λογικῆς θεωρίας διδασκομένων αἴτια μεγίστων ἁμαρτημάτων γίγνεται, καὶ κινδυνεύει πάντα τὰ κακῶς πραττόμενα κατά τε τὰς τέχνας ἁπάσας καὶ μέντοι καὶ κατὰ τὰς ἐν τῷ βίῳ πράξεις ἕπεσθαι σοφίσμασιν. ἕπεται τοιγαροῦν ἤδη καὶ τάδε τὰ σοφίσματα τῷ μὴ διειλέσθαι περὶ τῶν σημαινομένων ὀρθῶς, ἀλλ' οἰηθῆναι τὸ θερ-

1 αὐτῇ L^1 αὐτοὶ L^2 ‖ 2 εἰς τὰ τοιαῦτ' ἀναγκαῖον ἀπάγειν L εἰς τὰ (om. M) τ. ἀναγκαίως ἀπάγει MV ἀναγκαῖον ἀπάγειν εἰς τ. τ. O ‖ 3 τε LMV γε O ‖ 7 αὐτῶν L^1 αὐτοῦ λέγοντος τάδε L^2 ‖ 9 τε καὶ LMV τε om. O ‖ 10 οἱ δὲ LMV οἱ δέ γε O ‖ δὲ LMV τε O ‖ 12 εἰς LMV ἐς O ‖ 14 που M ποθ LV om. O ‖ 21 post θερμῇ repet. ζῴου MO del. O^2 ‖ 22 δὴ LO δὲ V δ' ἦν M ‖ ante ἤδη add. ὑμῖν L ‖ 23 τοῖς γε OV ‖ 27 τῷ om. M ‖ σοφίσματα O σοφίσμασιν O^2 in marg. ‖ 28 ἤδη add. LMV om. O

μὸν λέγεσθαι διχῶς, τὸ μὲν ὡς ἄκρατον καὶ ἄμικτον καὶ ἁπλοῦν, τὸ δ᾽ ὡς ἐν τῇ πρὸς τοὐναντίον ἐπιμιξίᾳ πλεονεκτοῦν. ὅτι δὲ καὶ παραβάλλοντες ἑτέρᾳ κράσει πολλάκις ἑτέραν ἀποφαινόμεθα τὴν ἑτέραν αὐτῶν εἶναι θερμὴν ἐν ἴσῳ τῷ θερμοτέραν, ἐπιλανθάνονται τοῦδε. καὶ μὴν οὕτω τὰ ζῷα 537 θερμὰ καὶ ὑγρὰ λέγεται πρὸς τῶν παλαιῶν, οὐ | κατὰ τὴν ἰδίαν κρᾶσιν ἁπλῶς, ἀλλὰ τοῖς τε φυτοῖς καὶ τοῖς τεθνεῶσι παραβαλλόμενα. καὶ γὰρ τῶν τεθνεώτων τὰ ζῷα καὶ τῶν φυτῶν ἐστιν ὑγρότερα καὶ θερμότερα. καὶ μὲν δὴ καὶ τῶν ζῴων αὐτῶν ἀλλήλοις κατ᾽ εἴδη παραβαλλομένων, ξηρότερον μὲν κύων, ὑγρότερον δ᾽ ἄνθρωπος. εἰ δὲ μύρμηκι καὶ μελίττῃ παραβάλλοις τὸν κύνα, ξηρότερα μὲν ἐκεῖνα, τὸν κύνα δ᾽ ὑγρότερον εὑρήσεις. ὥστε ταὐτὸν ζῷον ξηρὸν μὲν ὡς πρὸς ἄνθρωπον ὑπάρχει, ὑγρὸν δ᾽ ὡς πρὸς μέλιτταν· οὕτω δὲ καὶ θερμὸν μὲν ὡς πρὸς ἄνθρωπον, ψυχρὸν δ᾽ ὡς πρὸς λέοντα· καὶ θαυμαστὸν οὐδέν, εἰ τὰ πρὸς ἕτερόν τι λεγόμενα τὰς ἐναντίας ἅμα κατηγορίας ἐπιδέχεται. οὐ γὰρ τοῦτ᾽ ἄτοπον, εἰ ταὐτὸν σῶμα θερμὸν ἅμα λέγεται καὶ ψυχρόν, ἀλλ᾽ εἰ καὶ πρὸς ταὐτόν· οὐδὲ γὰρ ὅτι δεξιὸς ἅμα καὶ ἀριστερὸς ὁ αὐτὸς ἄνθρωπος, ἄτοπον, ἀλλ᾽ εἰ πρὸς τὸν αὐτόν· εἰ δὲ πρὸς ἄλλον μὲν δεξιός, πρὸς ἄλλον δ᾽ ἀριστερός, οὐδὲν ἄτοπον. οὕτως οὖν καὶ κύων ὑγρὸς ἅμα καὶ ξηρὸς καὶ 538 ψυχρὸς ἅμα καὶ θερμός, ἀλλ᾽ οὐ πρὸς | ταὐτό. πρὸς μὲν γὰρ ἄνθρωπον ξηρός, ὑγρὸς δὲ πρὸς μύρμηκα, καὶ πρὸς

1 post ἄκρατον add. καὶ θερμὸν M ‖ 2 ὡς ante ἐν om. O | τοὐναντίον M τὸ ἐναντίον cett. ‖ 4 ἐν ἴσῳ τῷ θερμοτέραν add. codd. ‖ 5 καὶ ante τοῦδε add. O om. LMV | 6 παλαιῶν ἰατρῶν LMV ‖ 7 τε LV γε MO ‖ 8 καὶ γὰρ καὶ M | τὰ ζῷα LM ζῷα OV ‖ 9 ὑγρότερα κ. θ. L θ. (τε V) καὶ ὑ. MOV | 10 ξηρότερος V ‖ 11 ὁ κύων OV ‖ ὑγρότερος V | ὁ ἄνθρωπος OV | 12 ξηρότερον μὲν ἐκεῖνον L ‖ ὑγρότερον δὲ τὸν κύνα L | 13 ταὐτὸ τὸ ζ. L ‖ ξηρότερον codd. ξηρὸν A ‖ 14 ὑπάρχει LM ὑπάρχειν O ‖ ὑγρότερον LMV ‖ 16 τὰ .. λεγόμενα LMV τὸ .. λεγόμενον O ‖ 18 εἰ] εἴπερ L ‖ ἅμα] εἶναι L ‖ 19 ταὐτὸν L τὸν αὐτὸν O | οὐδὲ LMV οὐ O ‖ 21 post δὲ add. γε O | 22 ἅμα ὑγρὸς L | 23 ψυχρὸς ἅμα κ. θ. LMV θ. ἅ. κ. ψ. O | τὸ αὐτὸ ταῦτα L[1] τὸ αὐτὸ ταὐτὰ L[2] τὸν αὐτὸν ταῦτα M τὸν αὐτὸν V | 24 δὲ LMV δ᾽ ὡς V

μὲν ἄνθρωπον θερμός, ψυχρὸς δὲ πρὸς λέοντα. καὶ γὰρ δὴ καὶ θερμὸς μὲν ὡς ζῶν· εἰ γάρ τι τέθνηκεν, οὐ θερμόν· οὐ θερμὸς δ᾽ ὡς πρὸς ἕτερον, εἰ οὕτως ἔτυχε, κύνα. ταυτὶ μὲν οὖν ἅπαντα πρὸς ἄλληλα ἐκ παραβολῆς λέγεται, τὰ δ᾽ ὡς ἐν ζῴων γένει καθ᾽ ἕτερον τρόπον, ὥσπερ αὖ καὶ ὅσα κατ᾽ εἶδος ζῴου. κύων γὰρ ὡς πρὸς μὲν μύρμηκα καὶ μέλιτταν ὑγρός, ὡς δ᾽ ἐν ζῴων γένει ξηρός. αὐτῶν δὲ τῶν κυνῶν κατ᾽ εἶδος ὁδὶ μὲν ξηρός, ὁδὶ δ᾽ ὑγρός, ἄλλος δέ τις, ὡς κύων, εὔκρατος.

Cap. VI. *Λέλεκται* μὲν οὖν ἐπὶ πλεῖστον ἡμῖν ὑπὲρ ἁπάσης τῆς τοιαύτης χρήσεως τῶν ὀνομάτων ἐν τῷ δευτέρῳ Περὶ διαγνώσεως σφυγμῶν· ἀνάγκη δ᾽, ὡς ἔοικεν, εἰπεῖν τι καὶ νῦν ὑπὲρ αὐτῶν διὰ κεφαλαίων, ὅσον εἰς τὰ παρόντα χρήσιμον. τὸ μὲν ἁπλῶς ξηρόν, ὃ πρὸς μηδὲν ἕτερον λέγεται, μόνοις τοῖς στοιχείοις ὑπάρχει, πυρί τε καὶ γῇ, καὶ μὲν δὴ καὶ τὸ ὑγρὸν ὕδατι καὶ ἀέρι. κατὰ ταὐτὰ δὲ | καὶ περὶ 539 θερμοῦ καὶ ψυχροῦ χρὴ νοεῖν· οὐδὲν γὰρ τῶν ἄλλων σωμάτων ἀκριβῶς οὔτε θερμὸν οὔτε ψυχρόν ἐστιν ἀλλ᾽ ἢ τὰ στοιχεῖα μόνα. ὅ τι δ᾽ ἂν τῶν ἄλλων λάβῃς, ἐκ τούτων κέκραται καὶ διὰ τοῦτο κατὰ τὸ δεύτερον σημαινόμενον οὐκέθ᾽ ἁπλῶς θερμὸν ἢ ψυχρὸν ὡς ἄμικτόν τε καὶ εἰλικρινές, ἀλλ᾽ ὡς ἤτοι πλέονος μὲν τοῦ θερμοῦ, τοῦ ψυχροῦ δ᾽ ἐλάττονος, ἢ τοῦ μὲν ψυχροῦ πλέονος, ἐλάττονος δὲ τοῦ θερμοῦ μετέχον ἕκαστον τῶν ἄλλων ἢ θερμὸν ἢ ψυχρὸν λέγεται. δύο μὲν δὴ ταῦτα σημαινόμενα τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, τὸ μὲν ἁπλῶς λεγόντων ἡμῶν ἄμικτόν τε καὶ εἰλικρινές, ἕτερον δὲ μικτὸν μὲν ἐκ τῶν ἐναντίων, ἀλλὰ τῷ τοῦ πλεονεκτοῦντος ὀνόματι προσαγορευόμενον. οὕτω μὲν οὖν ὑγρὸν αἷμα καὶ φλέγμα καὶ πιμελὴ καὶ οἶνος ἔλαιόν τε καὶ μέλι καὶ τῶν ἄλλων τῶν τοιούτων ἕκαστον λέγεται. ὀστᾶ δὲ καὶ χόνδροι καὶ ὄνυχες καὶ ὁπλαὶ

1 δὲ πρὸς LMV δ᾽ ὡς πρὸς O | 4 πάντα L | ἄλληλα O[1] ἄλλα O[2] in marg. | 6 κύων μὲν γὰρ L | μὲν ante μύρμηκα om. LV | 10 λέγεται M | 11 τῆς τοιαύτης om. M | 18 ἐστιν om. M ‖ ἀλλὰ L (om. ἢ) | 19 μόνα LV μόνον MO | 20 κατὰ codd. om. A | 21 ἢ] καὶ L | 25 δὴ add. L[2] ταῦτ᾽ ἤδη pro δὴ τ. MV | post σημαινόμενα add. ἤδη L

καὶ κέρατα καὶ τρίχες καὶ λίθοι καὶ ξύλα καὶ ψάμμος καὶ 540 κέραμος ἐλάττονα μὲν ὑγροῦ μοῖραν | ἔχει, πλείονα δὲ ξηροῦ καὶ διὰ τοῦτο πάλιν ἅπαντα τὰ τοιαῦτα ξηρὰ προσαγορεύεται. μύρμηξ δὲ ξηρὸν καὶ σκώληξ ὑγρὸν ὡς ζῷα καὶ πάλιν ἐν αὐτοῖς τοῖς σκώληξιν ὁδὶ μὲν ξηρότερος, ὁδὶ δ' ὑγρότερος ἢ ἁπλῶς ὡς σκώληξ ἢ τῷδέ τινι παραβαλλόμενος ἑτέρῳ.

Αὐτὸ δὲ δὴ τοῦτο τί ποτ' ἐστίν, ὅταν οὕτω λέγωμεν, ὡς σκώληξ ὑγρός, ὡς ἄνθρωπος θερμός, ὡς κύων ψυχρός, εἰ μή τις ἀκριβῶς ἀκούσειέ τε καὶ νοήσειεν, ἅπαντα συγκεχύσθαι τὸν λόγον ἀνάγκη. τὸ δ' ἀκριβῶς ἐστιν, ὃ κἀν τῷ δευτέρῳ Περὶ διαγνώσεως τῶν σφυγμῶν λέγεται, τὸ κατὰ γένος ἢ εἶδος ὀνομάζεσθαι τηνικαῦθ' ἕκαστον οὐ θερμὸν μόνον ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρόν, ἀλλὰ καὶ μέγα καὶ μικρὸν καὶ ταχὺ καὶ βραδὺ καὶ τῶν τοιούτων ἕκαστον, ὅταν ὑπὲρ τὸ σύμμετρόν τε καὶ μέσον ᾖ, οἷον ζῷον θερμόν, ὅταν ὑπὲρ τὸ μέσον ᾖ τῇ κράσει ζῷον, ἢ ἵππος θερμός, ὅταν ὑπὲρ τὸν μέσον ἵππον ᾖ. τὰ μέσα δ' ἐν ἑκάστῳ γένει τε καὶ εἴδει τὰ σύμμετρά ἐστιν· ἴσον γὰρ ἀπέχει τῶν ἄκρων 541 ἐν | ἐκείνῳ τῷ γένει τε καὶ εἴδει. γένος μὲν οὖν τὸ ζῷον, ἵππος δὲ καὶ βοῦς καὶ κύων εἴδη. καὶ δὴ καὶ μέσον μέν ἐστι τῇ κράσει καθ' ὅλον τὸ γένος τῶν ζῴων ὁ ἄνθρωπος· ἐν γὰρ τοῖς ἐφεξῆς τοῦτο δειχθήσεται. μέσος δ' ὡς ἐν ἀνθρώποις κατ' εἶδος ὁ καλούμενος εὔσαρκος· οὗτος δ' ἐστίν, ὃν οὔτε παχὺν οὔτε λεπτὸν ἔχομεν εἰπεῖν οὔτε θερμὸν οὔτε ψυχρὸν οὔτ' ἄλλῳ τινὶ τῶν ἀμετρίαν ἐνδεικνυμένων ὀνομάτων προσαγορεῦσαι. ὅστις δ' ἂν ὑπὲρ τοῦτον ᾖ, πάντως οὗτος ἢ θερμότερός ἐστιν ἢ ψυχρότερος ἢ ξηρότερος ἢ ὑγρό-

3 *ταῦτα* pro *τὰ τοιαῦτα* L ‖ 6 *ἢ* (ante *ἁπλῶς*) L[2] *καὶ* L[1] ‖ *ὁ σκώληξ* M ‖ 8 *δὲ δὴ* LM *δὴ* V *δὲ* O ‖ *τί δή π.* O ‖ 9 *ὑγρὸς* LMV *ξηρὸς* O ‖ 10 post *ἀκριβῶς* add. *πρότερον* MV post *νοήσειε* O ‖ post *τε* add. *πρῶτον* L ‖ *τε καὶ νοήσ.* om. M ‖ *ἅπαντα συγκ. τ. λ. ἀν.* LM *ἀν. συγκ. τ. λ. ἁπ.* OV ‖ 12 *διαγνώσεως τῶν σφυγμῶν* L *τῆς τῶν σφ. διαγνώσεως* MOV ‖ 16 *οἷον* LMV *ἢ* O ‖ 18 *τὰ μέσα δ'* LM *τὰ δὲ μέσα* V *μέσα* post *εἴδει* colloc. O ‖ 21 *δὴ καὶ* om. M ‖ 22 post *ἐστι* add. *τῶν ἄκρων* L ‖ *ὁ* om. LV ‖ 23 *γὰρ δὴ* L ‖ 25 *παχὺν οὔτε λ.* LMV *λ. οὔ. π.* O 26 *ἀμετρίαν* LMV *τὴν ἀμ.* O ‖ 27 *ἂν οὖν* M

τερος. ὀνομάζεται δὲ πῇ μὲν ἁπλῶς ὁ τοιοῦτος, πῇ δ' οὐχ ἁπλῶς· ἁπλῶς μέν, ὅτι θερμὸς ἢ ψυχρὸς ἢ ξηρὸς ἢ ὑγρὸς εἶναι λέγεται, μηκέτι παραβαλλόμενος ἀφωρισμένως ἑνὶ τῷδε. καθ' ἕτερον δὲ τρόπον οὐχ ἁπλῶς, ὅτι τῷ συμμέτρῳ τε καὶ μέσῳ παντὸς τοῦ εἴδους παραβάλλεται. οὕτω δὲ καὶ κύων ζῷον ξηρὸν ἁπλῶς μέν, ὡς ἄν τῳ δόξειε, λέγεται, μηκέτι παραβαλλόμενος, εἰ τύχοι, μύρμηκι, καθ' ἕτερον δὲ τρόπον οὐχ | ἁπλῶς, ὅτι τῷ συμμέτρῳ τε καὶ μέσῳ τῇ κράσει τῶν 542 ζῴων ἁπάντων, ὅ τί ποτ' ἂν ᾖ τοῦτο, παραβάλλεται.

Πρόδηλον οὖν ἤδη γέγονεν, ὡς ἕκαστον τῶν οὕτω λεγομένων ἢ ἓν ἑνὶ παραβάλλοντες ὅτῳ δήποτε θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρὸν ὡς πρὸς ἐκεῖνο λέγομεν ἢ τῷ μέσῳ, καθ' ὅπερ ἂν εἶδος ἢ γένος ᾖ τὸ λεγόμενον, οἷον εἶδος μὲν ἵππον καὶ βοῦν καὶ κύνα καὶ πλάτανον καὶ κυπάριττον καὶ συκῆν, γένος δὲ ζῷον ἢ φυτόν. ἐπὶ τούτοις τρίτον ἄλλο σημαινόμενον ἦν τῶν ἁπλῶς λεγομένων, ἃ δὴ καὶ τὰς ἀμίκτους τε καὶ ἄκρας ἔφαμεν ἔχειν ποιότητας ὀνομάζεσθαί τε στοιχεῖα· καὶ μὲν δὴ καὶ τὰς ποιότητας αὐτὰς ὀνομάζομεν ἐνίοτε τοῖς ποιοῖς σώμασιν ὁμωνύμως. ἀλλὰ περὶ μὲν τούτων μετ' ὀλίγον ἐροῦμεν. εἰς δὲ τὰ παρόντα, τῶν ποιῶν σωμάτων τριχῶς λεγομένων, ἐπισκοπεῖσθαι προσήκει, πῶς ἐν ἑκάστῃ ῥήσει κέχρηταί τις τῇ προσηγορίᾳ, πότερον ὡς ἁπλοῦν τι καὶ ἄμικτον δηλῶν ἢ ὡς πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδὲς παραβάλλων | ἢ ὡς πρὸς τὸ τυχὸν ὁτιοῦν· οἷον 543 ὅταν ὀστοῦν εἴπῃ τις ξηρὸν ἢ ψυχρὸν ἁπλῶς οὑτωσὶ μόνον ὀνομάσας ἄνευ τοῦ προσθεῖναι λέοντος ἢ κυνὸς ἢ ἀνθρώπου, δῆλον, ὡς πρὸς τὴν ὅλην φύσιν ἀποβλέπων ἁπάντων τῶν ἐν τῷ κόσμῳ σωμάτων ἐπινοεῖ τι μέσον, ᾧ παραβάλλων

2 *ὅτι*] *ὅτε* Corn. ‖ 4 *ὅτι*] *ὅτε* Corn. ‖ 8 *ὅτι*] *ὅτι γε* V *ὅτε* Corn. ‖ *μέσῳ παντὸς* (om. V) *τοῦ εἴδους τῇ κράσει τῶν ζῴων ἁπ.* MV *μ. τοῦ εἴδους τ. κρ. τ. ζ. ἁπ.* LO sed *τοῦ εἴδους* expunctum in utroque ‖ 9 *τούτῳ* L ‖ 11 *ἢ ἓν ἑνὶ* LV *ἓν* om. MO ‖ 12 *ὡς πρὸς* LVO *πρὸς* M ‖ 13 *οἷον* om. M ‖ *εἶδος μὲν* om. L[1] add. L[2] ‖ 14 *κυπάρισσον* LM ‖ 15 *πρὸς ἐπὶ τούτοις* LO ‖ 19 *τούτων* LM *τούτου* OV ‖ 20 *εἰς δέ γε* MV ‖ 24 *ἢ ὡς πρὸς τὸ* (om. L) *τυχὸν ὁτιοῦν* LMV *ἢ πρὸς ὁτιοῦν τὸ ἐπιτυχόν* O ‖ 27 post *δῆλον* add. *γὰρ* MOV, item L, sed ead. man. deletum. ‖ 28 *ἐννοεῖ* M

αὐτὸ ξηρὸν εἶναί φησιν. ἂν δέ γ' εἴπῃ τὸ τοῦ λέοντος ὀστοῦν [ἢ τοῦ ἀνθρώπου ἢ τοῦ κυνὸς] ξηρὸν εἶναι, δῆλον, ὡς ἐν αὐτοῖς πάλιν τοῖς τῶν ζῴων ὀστοῖς τῷ μέσῳ παραβάλλει. καὶ χρὴ κἀνταῦθά τι νοῆσαι, πάντων τῶν ζῴων τῶν μὲν μᾶλλον τῶν δ' ἧττον ἐχόντων ὀστᾶ ξηρά, μέσον εἶναι τὴν κρᾶσιν ὀστοῦν ἔν τινι γένει ζῴων, οἷον ἀνθρώπων, εἰ τύχοι, καὶ τούτῳ τἄλλα παραβαλλόμενα τὰ μὲν ξηρά, τὰ δ' οὐ ξηρὰ προσαγορεύεσθαι. καὶ μὲν δὴ κἀν τοῖς ἀνθρώποις αὐτοῖς πάλιν ὁ μέν τις ξηρόν, ὁ δ' ὑγρὸν ὀστοῦν ἔχειν λεχθήσεται, τῷ μέσῳ παραβαλλόμενος ὡς ἐν ἀνθρώποις.

Ὅτι δ' ἐν ἅπασι τοῖς οὖσι τὸ μέσον τῶν ἄκρων ἐστὶ τὸ 544 σύμμετρόν τε καὶ κατ' ἐκεῖνο τὸ γένος ἢ εἶδος | εὔκρατον, ἀεὶ χρὴ προσυπακούειν ἐν ἅπαντι τῷ λόγῳ, κἂν παρελθόντες ποτὲ τῇ λέξει τύχωμεν αὐτό, καὶ δὴ καὶ τούτων οὕτως ἐχόντων, ὅταν ὑγρὰν εἶναί τις εἴπῃ τήνδε τὴν κρᾶσιν ἢ θερμήν, ἐρωτᾶν, ὅπως εἴρηκεν, ἆρά γε τῷδέ τινι παραβάλλων ἀφωρισμένως ἑνί, καθάπερ, εἰ τύχοι, τῷ Πλάτωνι τὸν Θεόφραστον, ἢ κατὰ γένος ὁτιοῦν ἢ εἶδος· [ἢ γὰρ ὡς ἄνθρωπον ἢ ὡς ζῷον ἢ ὡς οὐσίαν ἁπλῶς]. τὸ γὰρ δὴ τρίτον σημαινόμενον ἑκάστου τῶν τοιούτων ὀνομάτων, ὅπερ ἁπλοῦν ἐλέγομεν εἶναι καὶ ἄμικτον, οὐκ ἔστιν ἐν τοῖς κεκραμένοις, ἀλλ' ἐν αὐτοῖς τοῖς πρώτοις, ἃ δὴ καὶ στοιχεῖα προσαγορεύομεν, ὥστε τριχῶς ἑκάστου τῶν ποιῶν σωμάτων λεγομένου τῶν δύο μόνων ἡμᾶς χρῄζειν εἰς τὴν περὶ κράσεων πραγματείαν ἢ πρὸς τὸ τυχὸν ὁτιοῦν παραβάλλοντας ἢ πρὸς τὸ σύμμετρον ὁμογενές.

1 γε εἴπῃ LMV, εἴπῃ ante ξηρὸν colloc. O ‖ λέοντος ὀστοῦν ἢ τοῦ ἀνθρώπου ἢ τοῦ κυνὸς L λέοντος ὀστοῦν omissis ἢ τ. ἀν. ἢ τοῦ κ. verbis M λ. ἢ κυνὸς ἢ ἀν. ὀστοῦν V λ. ἢ τὸ τοῦ κ. ἢ τὸ τοῦ ἀν. ὀστοῦν O. Vocabula ἢ τοῦ ἀνθρώπου ἢ τ. κυνὸς cum M delenda videntur. ‖ 6 τῇ κράσει L ‖ ἀνθρώπων LV ἀνθρώπῳ M ἀνθρώπου O ‖ 10 παραβαλλόμενον LV ‖ 12 τε καὶ LMV τε om. O ‖ 14 αὐτό LMV αὐτῇ O ‖ καὶ δὴ καὶ LM καὶ δὴ V καὶ μὲν δὴ καὶ O ‖ 16 γε om. L ‖ 18 verba ἢ γὰρ ὡς ἄνθρωπον — ἁπλῶς ab interprete inserta esse videntur. ‖ 20 ἑκάστου LMV ἑκάστῳ O ‖ 21 λέγομεν M ‖ 22 τοῖς πρώτοις αὐτοῖς L ‖ 23 ποιῶν] τοιούτων M ‖ 24 λεγομένων L[1] λεγομένου L[2] ‖ μόνων om. L

Ἐπεὶ δὲ πολλὰ τὰ γένη, καθάπερ οὖν καὶ τὰ ἄτομα, δυνήσεται ταὐτὸν σῶμα καὶ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν εἶναι | κατὰ πολλοὺς τρόπους. ἀλλ' ὅταν μὲν ἑνὶ 545 τῷ τυχόντι παραβάλληται, πάνυ σαφές ἐστιν, ὡς ἐγχωρεῖ τἀναντία λέγεσθαι ταὐτόν, οἷον Δίωνα Θέωνος μὲν καὶ Μέμνονος ξηρότερον, Ἀρίστωνος δὲ καὶ Γλαύκωνος ὑγρότερον. ὅταν δὲ πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδές, ἐνταῦθ' ἤδη συγχεῖσθαί τε καὶ ταράττεσθαι συμβαίνει τοὺς ἀγυμνάστους. ὁ γὰρ αὐτὸς ἄνθρωπος ὑγρὸς ἅμα καὶ θερμὸς εἶναι δύναται καὶ ξηρὸς καὶ ψυχρός, ξηρὸς μὲν καὶ ψυχρὸς ὡς πρὸς τὸν σύμμετρον ἄνθρωπον παραβαλλόμενος, ὑγρὸς δὲ καὶ θερμὸς ὡς πρὸς ἄλλο τι ἢ ζῷον ἢ φυτὸν ἢ οὐσίαν ἡντινοῦν, οἷον ὡς πρὸς μὲν ζῷον, εἰ τύχοι, μέλιττάν τε καὶ μύρμηκα, πρὸς δὲ φυτὸν ἐλαίαν ἢ συκῆν ἢ δάφνην, πρὸς οὐσίαν δέ τιν' ἑτέραν, ἣ μήτε ζῷόν ἐστι μήτε φυτόν, οἷον λίθον ἢ σίδηρον ἢ χαλκόν. ἐν τούτοις δὲ τὸ μὲν πρὸς ἄνθρωπον παραβάλλειν πρὸς ὁμοειδές ἐστι παραβάλλειν, τὸ δὲ πρὸς μέλιτταν ἢ μύρμηκα πρὸς ὁμογενές, ὡσαύτως δὲ καὶ πρὸς φυτὸν ὁτιοῦν. ἔστι γὰρ ἀνω|τέρω τοῦ ζῴου 546 τοῦτο τὸ γένος, ὥσπερ οὖν καὶ αὐτοῦ τούτου λίθος καὶ σίδηρος καὶ χαλκὸς ἐκ τῶν ἄνωθεν γενῶν. καλείσθω γοῦν ⟨πρὸς⟩ ὁμογενὲς ἕνεκα συντόμου διδασκαλίας ἡ τοιαύτη σύμπασα παραβολή, τοσόνδε μόνον ἐν αὐτῇ διελομένων ἡμῶν, ὡς, ἐπειδὰν μὲν ἁπλῶς οὐσία τις εὔκρατος λέγηται καὶ ταύτης δέ τις ἑτέρα ξηροτέρα καὶ θερμοτέρα καὶ ψυχροτέρα καὶ ὑγροτέρα, τὴν μὲν εὔκρατον ἐνταῦθα τὴν ἐκ τῶν ἐναντίων ἀκριβῶς ἴσων συνελθόντων ὀνομάζομεν, ὅσον δ' ἀπολείπεται τῆσδε καὶ πλεονεκτεῖ κατά τι, τῷ τοῦ πλεονεκτοῦντος ὀνόματι προσαγορεύομεν· ἐπειδὰν δ' ἤτοι φυτὸν εὔκρατον

2 ταὐτὸν LO ταὐτὸ τὸ M ‖ 3 τοὺς add. ante τρόπους O ‖ 5 τὸν αὐτὸν LV τῷ αὐτῷ O ‖ τὸν Δίωνα L ‖ 7 δὲ] δὲ καὶ L ‖ 8 συγχύσθαι L ‖ 10 ψυχρὸς μὲν καὶ ξηρὸς LM ‖ 12 ἢ ζῷον LMV ζῷον O ‖ 13 ἡντιναοῦν codd. ‖ 14 post μύρμηκα add. πρὸς ὁμογενές. ὡσαύτως δὲ καὶ (πρὸς φυτόν) M ‖ 16 μὲν om. M ‖ 17 ἐστι παραβάλλειν LMV ἐστιν ἡ παραβολὴ O ‖ 20 αὐτὸ τοῦτο λ. M ‖ 21 γοῦν] οὖν L ‖ 22 ⟨πρὸς⟩ addidi ‖ ὁμογενὴς V ‖ 27 ἴσως L ‖ ἴσως add. ante ὀνομάζομεν M | ὅση MV ‖ 29 εὔκρατον ἢ ζῷον LMV ἢ ζῷον εὔκρ. O

ἢ ζῷον ὁτιοῦν εἴπωμεν, οὐκέθ' ἁπλῶς ἀλλήλοις ἐν τῇ τοι-
αύτῃ λέξει τἀναντία παραβάλλομεν, ἀλλὰ πρὸς τὴν τοῦ φυ-
τοῦ φύσιν ἢ τὴν τοῦ ζῴου τὴν ἀναφορὰν ποιούμεθα, συκῆν
μὲν εὔκρατον. εἰ τύχοι, λέγοντες, ὅταν, οἵᾳ μάλιστα πρέπει
τὴν φύσιν ὑπάρχειν συκῇ, τοιαύτη τις ᾖ, κύνα δ' αὖ καὶ
σῦν καὶ ἵππον καὶ ἄνθρωπον, ἐπειδὰν καὶ τούτων ἕκαστον
547 | ἄριστα τῆς οἰκείας ἔχῃ φύσεως. αὐτὸ δὲ δὴ τοῦτο τὸ
τῆς οἰκείας φύσεως ἔχειν ἄριστα ταῖς ἐνεργείαις κρίνεται.
καὶ γὰρ καὶ φυτὸν καὶ ζῷον ὁτιοῦν ἄριστα διακεῖσθαι
τηνικαῦτά φαμεν, ὅταν ἐνεργήσῃ κάλλιστα. συκῆς μὲν γὰρ
ἀρετὴ βέλτιστά τε καὶ πλεῖστα τελεσφορεῖν σῦκα· κατὰ ταὐτὰ
δὲ καὶ τῆς ἀμπέλου τὸ πλείστας τε καὶ καλλίστας ἐκφέρειν
σταφυλάς, ἵππου δὲ τὸ θεῖν ὠκύτατα καὶ κυνὸς εἰς μὲν
θήρας τε καὶ φυλακὰς ἄκρως εἶναι θυμοειδῆ, πρὸς δὲ τοὺς
οἰκείους πρᾳότατον.

Ἅπαντ' οὖν ταῦτα, τά τε ζῷα λέγω καὶ τὰ φυτά, τὴν
ἀρίστην τε καὶ μέσην ἐν τῷ σφετέρῳ γένει κρᾶσιν ἔχειν
ἐροῦμεν οὐχ ἁπλῶς, ὅταν ἰσότης ἀκριβὴς ᾖ τῶν ἐναντίων,
ἀλλ' ὅταν ἡ κατὰ δύναμιν αὐτοῖς ὑπάρχῃ συμμετρία. τοι-
οῦτον δέ τι καὶ τὴν δικαιοσύνην εἶναί φαμεν, οὐ σταθμῷ
καὶ μέτρῳ τὸ ἴσον, ἀλλὰ τῷ προσήκοντί γε καὶ κατ' ἀξίαν
ἐξετάζουσαν. ἰσότης οὖν κράσεως ἐν ἅπασι τοῖς εὐκράτοις
ζῴοις τε καὶ φυτοῖς ἐστιν, οὐχ ἡ κατὰ τὸν τῶν κερασθέντων
548 στοιχείων ὄγκον, ἀλλ' | ἡ τῇ φύσει τοῦ τε ζῴου καὶ τοῦ
φυτοῦ πρέπουσα. πρέπει δ' ἔσθ' ὅτε τὸ μὲν ὑγρὸν τοῦ ξηροῦ,
τὸ δὲ ψυχρὸν τοῦ θερμοῦ πλέον ὑπάρχειν. οὐ γὰρ ὁμοίαν

1 ἀλλήλοις post παραβάλλομεν colloc. O ‖ 2 λέξει LMV τάξει O ‖ 3 τὴν ante ἀναφορὰν om. M ‖ 4 οἵα L^1MOV οἵαν L^2 ‖ ὑπάρχῃ L^1 ὑπάρχειν L^2 ὑπάρχει V ‖ 7 δὲ δὴ LMV δὴ O ‖ 8 οἰκείαις add. ante ἐνεργείαις L ‖ 10 ἐνεργήσῃ LM ἐνεργῇ OV ‖ 11 τε om. L ‖ 12 ἐκφορεῖν L^1 ἐκφέρειν L^2M εὐφορεῖν O ‖ 13 ὠκύτατα θεῖν (omisso articulo) M ὠκ. τὸ θ. L θεῖν ὠκ. (omisso artic.) V ‖ εἰς LMV πρὸς O ‖ μὲν post κυνὸς coll. L ‖ 14 τε καὶ LMV καὶ O ‖ θυμοειδοῦς O ‖ 18 ἀκριβὴς MV ἀκριβῶς LO ‖ 19 αὐτοῖς LMV αὐτῆς O ‖ 21 γε om. M ‖ κατ' ἀξίαν LM κατὰ τὴν ἀ. OV ‖ 22 ἐξετάζουσαν OVL^2 ἐξετάζοντες L^1M ‖ 23 τὸν MOV τὴν L ‖ κερασάντων codd. κερασθέντων K ‖ 25 ὅτε μὲν τὸ LMV

χρὴ κρᾶσιν ἔχειν ἄνθρωπον καὶ λέοντα καὶ μέλιτταν καὶ
κύνα. πρὸς δὴ τὸν ἐρόμενον, ἥστινός ἐστι κράσεως ἄνθρω-
πος ἢ ἵππος ἢ βοῦς ἢ κύων ἢ ὁτιοῦν ἄλλο τῶν πάντων,
οὐχ ἁπλῶς ἀποκριτέον. οὐ γὰρ ἐγχωρεῖ τὰ πολλαχῶς λεγό-
μενά τε καὶ κρινόμενα καθ' ἕνα τρόπον ἀποκρινάμενον ἀν-
έγκλητον εἶναι. χρὴ τοίνυν δυοῖν θάτερον, ἢ πάσας ἐπέρ-
χεσθαι τὰς διαφορὰς ἢ περὶ τίνος ἤρετο πυθόμενον ἐκείνην
μόνην εἰπεῖν. εἰ μὲν γὰρ ὡς ἐν ζῴοις πυνθάνοιτο, τίνος
εἴη κράσεως, ἐπὶ τὸ μέσον ἁπάντων τῶν ζῴων τῇ κράσει
βλέποντα τὴν ἀπόκρισιν ποιητέον· εἰ δ' ἁπλῶς τε καὶ ὡς
πρὸς ἅπασαν οὐσίαν, οὕτως ἤδη παραβάλλειν τἀναντία τῶν
ἐν αὐτῷ πρὸς ἄλληλα καὶ σκοπεῖσθαι, μηκέτι πρὸς τὰς ἐν-
εργείας ἀναφέροντα τὴν κρᾶσιν, ἀλλὰ πρὸς τοὺς ὄγκους τῶν
στοιχείων. εἰ δ' ἀφωρισμένως τῷδέ τινι παραβάλλων | ἤρετο, 549
πρὸς ἐκεῖνο μόνον αὐτὸ παραβλητέον. ἔτι δὲ μᾶλλον, εἴ
τινος τῶν ἀτόμων οὐσιῶν, οἷον, εἰ τύχοι, Δίωνος ἢ τοῦδέ
τινος τοῦ κυνὸς ἐρωτηθείημεν ὁποία τις ἡ κρᾶσίς ἐστιν,
οὐχ ἁπλῶς ἀποκριτέον. ἀφορμὴ γὰρ οὐ σμικρὰ τοῖς σοφι-
σταῖς ἐντεῦθεν εἰς τὸ συκοφαντεῖν. εἰ γὰρ εἴποις ξηρᾶς καὶ
θερμῆς κράσεως εἶναι τὸν Δίωνα, ῥᾷστον αὐτῷ, προχειρισα-
μένῳ τοῦτο μὲν τῶν θερμοτέρων τε καὶ ξηροτέρων ἐκείνου
τὴν κρᾶσιν ἀνθρώπων ὁντινοῦν, ὑγρὸν καὶ ψυχρὸν ὡς πρὸς
ἐκεῖνον ἀποφῆναι τὸν Δίωνα, τοῦτο δ' ἄλλο τι φυτὸν ἢ
ζῷον, οἷον, εἰ τύχοι, λεοντά τε καὶ κύνα, καὶ τούτων ὑγρό-
τερόν τινα καὶ ψυχρότερον ἀποδεῖξαι τὸν Δίωνα.

Χρὴ τοίνυν, ὅστις μήθ' ἑαυτὸν ἐξαπατῆσαι βούλεται

2 δὴ LM δὲ OV ‖ κράσεώς ἐστιν M ‖ 3 ἢ βοῦς ἢ ἵππος L ‖ 4 οὐδὲ γὰρ MV ‖ 6 ἐπέρχεσθαι LM ἐπεξέρχεσθαι OV ‖ 8 πυνθάνοιτο LMV πυνθάνετο O ‖ 9 τῶν L om. MOV ‖ 10 βλέποντας LO ‖ ποιητέον L ἐστὶ ποιητέον MV αὐτὴν π. O ‖ 15 αὐτὸ LMV om. O ‖ 17 ἐστιν ἡ κρ. L ‖ 19 ξηρᾶς κ. θ. LMV θ. κ. ξ. O ‖ 20 εἶναι κράσεως MV ‖ 21 τοῦτο μὲν LOV om. M ‖ θ. τε καὶ ξ. L ξ. τε κ. θ. MV ξ. κ. θ. O ‖ 22 ἀνθρώπων LMV ἄνθρωπον O ‖ 23 φυτὸν ἢ ζῷον LMV ζ. ἢ φ. O ‖ 24 οἷον om. M ‖ ὑγρότερόν τινα καὶ ψυχρότερον L ὑγρότερον τε εἶναι κ. ψυχρότερον V ὑγρὸν εἶναι κ. ψ. M ὑγρότερόν τινα καὶ ξηρότερον O (ψυχρότερον O^2) ‖ 26 verba τοίνυν usque ad σοφισθῆναι om. M ‖ ὅστις LV ὃς O

μήθ' ὑπ' ἄλλου σοφισθῆναι, τοῦτον ἀπὸ τῶν ἁπλῶς λεγομένων θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν οὐσιῶν ἀρξάμενον οὕτως ἐπὶ τὰς ἄλλας μετιέναι καὶ πρῶτον μὲν αὐτὸ δὴ τοῦτ' ἐπ' αὐτῶν διορίσασθαι, τὸ μηδὲ ταύτας, εἰ καὶ ὅτι μάλιστα δοκοῦσιν ἁπλῶς λέγεσθαι, πεφευγέναι τὴν 550 πρὸς τὸ | σύμμετρον ὁμογενὲς παραβολήν. ὥσπερ γὰρ κύνα μέσον ἁπάντων κυνῶν τῇ κράσει λέγομεν, ὅταν ἴσον ἀπέχῃ τῶν ἄκρων, οὕτω καὶ οὐσίαν ἐροῦμεν εἶναι μέσην τῇ κράσει τὴν ἴσον ἀπέχουσαν τῶν ἄκρων, ἃ δὴ καὶ πρῶτα πάντων ἐστὶ στοιχεῖα. ἴσον δ' ἀφέξει δηλονότι τῶν ἄκρων, ἐξ ἴσου κερασθέντων ἁπάντων. τὴν οὖν ὑπερβάλλουσαν ἢ ἐλλείπουσαν τῆσδε θερμὴν ἢ ψυχρὰν ἢ ξηρὰν ἢ ὑγρὰν εἶναι φήσομεν, ἅμα μὲν τῇ μέσῃ παραβάλλοντες, ἅμα δὲ καὶ τῶν ἐναντίων στοιχείων ἐξέτασιν ἐπ' αὐτῆς ποιούμενοι. καὶ δὴ καὶ κατὰ τοῦτο μὲν ἁπλῶς ἐροῦμεν αὐτὴν ἢ θερμὴν ἢ ψυχρὰν ἢ ξηρὰν ἢ ὑγρὰν ὑπάρχειν. ἐπειδὰν δὲ τῇ μέσῃ κράσει παραβάλλωμεν, οὐχ ἁπλῶς, ἀλλ' ὅτι πρὸς τὸ σύμμετρον ὁμογενὲς οὕτως ἔχει. γένος δ' ἦν αὐτῶν ἡ οὐσία. πάντα γὰρ ὑπὸ ταύτην πέπτωκεν ὡς ἀνωτάτω τι γένος, ἔμψυχά τε καὶ ἄψυχα, καὶ κοινόν ἐστιν ἥδε καὶ ἀνθρώπου 551 καὶ κυνὸς καὶ πλατάνου | καὶ συκῆς καὶ λίθου καὶ χαλκοῦ καὶ σιδήρου καὶ τῶν ἄλλων ἁπάντων γένος. ὑπ' αὐτῇ δ' ἐστὶν ἕτερα γένη πολλά, τὸ μὲν ζῷον ὄρνιθός τε καὶ ἰχθύος, τὸ δὲ φυτὸν δένδρου τε καὶ βοτάνης, ἀετοῦ δὲ καὶ κόρακος ὄρνις, καὶ λάβρακος καὶ φυκίδος ἰχθύς. ὡσαύτως δὲ καὶ τὸ μὲν δένδρον ἐλαίας τε καὶ συκῆς γένος, ἡ βοτάνη δ' ἀναγαλλίδος τε καὶ παιωνίας. ἔσχατα δὲ γένη ταῦτα καὶ διὰ τοῦτο καὶ εἴδη προσαγορεύεται, κόραξ καὶ φυκὶς καὶ συκῆ καὶ ἀναγαλλίς· οὕτω δὲ καὶ ἄνθρωπος καὶ βοῦς καὶ

---

4 αὐτὰς L ‖ 9 ἴσην MV ‖ πρ. πάντων ἐστὶ στοιχεῖα LM πρ. π. ἐστὶ καὶ στ. V πρ. τέ εἰσι π. κ. στ. O ‖ 10 δ' αὖ ἕξει pro δ' ἀφέξει M ‖ 11 κραθέντων V ‖ 12 ὑγρὰν ἢ ξηρὰν LV ‖ 19 ὑπὸ ταύτην LM ὑπ' αὐτὴν OV ‖ ἀνωτάτω MV ἀνώτατον LO ‖ τι γένος LV τινι γένει M τὸ γένος O ‖ 21 καὶ λίθου LM om. OV ‖ 22 γενῶν L^1 γρ. γένος L^2 ‖ αὐτὴν MOV ‖ 25 λαύρακος L ‖ φυκίδος scripsi: φοκίδος L φωκίδος cett. | 27 δὲ LM δ' ἐστὶ V δ' ἤδη O ‖ 28 φυκὶς scripsi: φωκὶς codd.

κύων. ἄνωθεν μὲν κατιόντων ἔσχατα γένη ταῦτα καὶ διὰ τοῦτο καὶ εἴδη προσαγορεύεται, κάτωθεν δ' ἀνιόντων ἀπὸ τῶν ἀτόμων οὐσιῶν πρῶτα. καὶ δέδεικται δι' ἑτέρου γράμματος, ὡς εὐλόγως οἱ παλαιοὶ ταῦτα σύμπαντα τὰ μεταξὺ τῶν ἀτόμων τε καὶ τῶν πρώτων γενῶν εἴδη θ' ἅμα καὶ γένη προσαγορεύουσιν.

Cap. VII. Ὁπότ' οὖν διῄρηται τὰ σημαινόμενα καὶ ὡς οὐχ ἁπλῶς ἀποφαίνεσθαι χρὴ θερμόν τι καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν σῶμα, σαφῶς ἐπιδέδεικται, ζητητέον | ἐφεξῆς 552 αὐτῶν τὰ γνωρίσματα. καίτοι κἀνταῦθα χρὴ πρότερον ὑπὲρ τῶν ὀνομάτων διελέσθαι τῶν ἐμπίπτειν μελλόντων ἐξ ἀνάγκης εἰς τὸν ἐφεξῆς λόγον ἐξαπλῶσαί τέ τι πρᾶγμα, δυνάμει μὲν ἤδη προαποδεδειγμένον, οὐ μὴν ἐναργῶς γε πᾶσι τοῖς ἀναγιγνώσκουσι τόδε τὸ γράμμα νοηθῆναι δυνάμενον. ὑπὲρ τῶν ὀνομάτων οὖν πρῶτον εἰπόντες οὕτως ἐπανίωμεν ἐπὶ τὸ πρᾶγμα.

Τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν ὅτι μὲν οὐχ ἕν τι σημαίνει παρὰ τοῖς Ἕλλησιν, ἐπειδὰν ἐπὶ σωμάτων λέγηται, δέδεικται πρόσθεν· ὅτι δὲ καὶ τὰς ἐν τοῖς σώμασι ποιότητας αὐτὰς μόνας ἄνευ τῶν δεδεγμένων αὐτὰς οὐσιῶν οὕτως ὀνομάζουσιν ἐνίοτε, τοῦτο μὲν οὔπω εἴρηται πρόσθεν, ἤδη δ' αὐτὸ λέγεσθαι καιρός. ὥσπερ οὖν τὸ λευκὸν ὄνομα κατά τε τοῦ χρώματος ἐπιφέρουσιν, ἐπειδὰν οὕτω λέγωσιν, ἐναντίον ἐστὶ τὸ λευκὸν χρῶμα τῷ μέλανι, κατά τε τοῦ δεδεγμένου τὸ χρῶμα σώματος, ἐπειδὰν τὸ τοῦ κύκνου σῶμα λευκὸν εἶναι φάσκωσιν, οὕτω καὶ τὸ θερμὸν ὄνομα κατά τε | τῆς ποιότητος ἐπιφέρουσιν, ὡς εἰ καὶ θερμότητα προσηγό- 553 ρευον, ἀλλὰ καὶ κατὰ τοῦ σώματος, ὃ τὴν θερμότητα δέ-

---

1 μὲν LMV μὲν οὖν O ‖ 3 δι' L^2 πρὸς L^1MOV ‖ 4 σύμπαντα LV ξύμπ. cett. ‖ 5 τῶν ante πρώτων om. L ‖ 7 οὐχ ὡς M ὡς add. L^1 ‖ 8 τι codd. τε K ‖ 9 ὑγρόν τι MV ‖ ἐπιδέδεικται LMV ἀποδ. O ‖ οὖν add. ante ἐφεξῆς L delev. ead. manu. ‖ 11 ἐξ ἀνάγκ. μελλ. O ‖ 13 προδεδειγμένον L προσδεδ. V ‖ 14 ἀναγιγνώσκουσι τόδε τὸ γράμμα LMV ἐντυγχάνουσι τῷδε τῷ γράμματι O ‖ 15 εἰπόντες L εἰπὼν cett. ‖ ἐπανίωμεν L ἐπάνειμι cett. ‖ 17 ὑγρὸν κ. τ. ξ. L ‖ 18 post σημαίνει add. παρὰ τοῖς ἕλλησιν codd. omnes, om. Ch K ‖ 19 τῶν σωμάτων L ‖ 22 οὖν om. O ‖ 23 τοῦ om. T

δεκται. τὴν γὰρ δὴ ποιότητα παρὰ τὸ δεδεγμένον αὐτὴν σῶμα χρὴ νομίζειν εἶναί τινα φύσιν ἔχουσαν ἰδίαν, ὡς ἐν τοῖς Περὶ τῶν στοιχείων λόγοις δέδεικται. θερμότης μὲν οὖν ποιότης, ἡ δ' αὐτὴ καὶ θερμὸν ὀνομάζεται, καθάπερ λευκότης καὶ λευκόν. αὐτὸ δὲ τὸ σῶμα τὸ θερμὸν ἓν τοῦτο μόνον ὄνομα κέκτηται τὸ θερμόν, ὥσπερ τὸ λευκόν. οὐ μὴν οὔτε θερμότης οὔτε λευκότης αὐτὸ τὸ σῶμά ποτε προσαγορεύεται. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν ὀνομάζεται τό τε σῶμα αὐτὸ καὶ ἡ ποιότης· οὐ μὴν καὶ ψυχρότης ἢ ξηρότης ἢ ὑγρότης ἔτι καλεῖται τὸ σῶμα καθάπερ ἡ ἐν αὐτῷ ποιότης.

Τούτων οὖν οὕτως ἐχόντων εὔλογον, ἐπειδὰν μὲν ἤτοι θερμότητά τις ἢ ψυχρότητα διαλεγόμενος εἴπῃ, μηδὲν γίγνεσθαι σόφισμα· μόναι γὰρ ἐκ τῶν τοιούτων ὀνομάτων αἱ ποιότητες δηλοῦνται· θερμὸν δ' εἰπόντος ἢ ψυχρόν, ἐπειδὴ
554 καὶ ἡ ποιότης οὕτω καὶ τὸ σῶμα τὸ δεδεγμένον | αὐτὴν ὀνομάζεται, πρόχειρον γίγνεσθαι τῷ κακουργεῖν ἐθέλοντι τὸ μὴ δηλούμενον ὑπὸ τοῦ λέγοντος ἀκούειν, ἵν' ἔχῃ σοφίζεσθαι. τοιοῦτον γάρ τι δρῶσι καὶ οἱ πρὸς τὸν ἀφορισμὸν ἀντιλέγοντες, ἐν ᾧ φησιν Ἱπποκράτης· 'τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν'. οὐ γὰρ σῶμά τι θερμὸν ἔμφυτον τῷ ζῴῳ λέγεσθαι πρὸς Ἱπποκράτους ἀκούσαντες οὐδὲ ζητήσαντες, ὅ τί ποτ' ἐστὶ τοῦτο, κατὰ τῆς ποιότητος μόνης, ἣν δὴ καὶ θερμότητα καλοῦμεν, εἰρῆσθαι τοὔνομα δεξάμενοι τὴν ἀντιλογίαν οὕτω ποιοῦνται. καὶ φαίνεται καί-

2 ante χρὴ add. ἑτέραν O om. LMT ‖ 3 δέδεικται LV δείκνυται MOT ‖ 6 τὸ ante θερμόν om. M ‖ τὸ ante λευκόν om. LMT ‖ post λευκόν add. Corn. τὸ λευκόν. ‖ 7 ποτε s. l. L ‖ 8 κ. ξ. κ. ὑ. κ. θερμὸν καὶ ψ. L κ. ξ. κ. ψ. κ. ὑ. MOT; verborum ordinem restitui. ‖ 9 τό τε (om. MV) σῶμα αὐτὸ LMV αὐτό τε τ. σ. O ‖ 10 καὶ (ante ψυχρότης) LMT ἡ O ‖ post ψυχρότης add. ἢ θερμότης LM ‖ ἢ ὑγρ. ἢ ξ. L ‖ καλεῖται τ. σ. LMT τ. σ. κ. O ‖ 12 οὖν LV δὲ O om. MT ‖ ἤτοι OV ἢ L om. M ‖ 13 εἴπῃ post τις colloc. L ‖ 14 μόναι γὰρ ἐκ om. M ‖ τῶν γὰρ M ‖ 15 εἰπόντες LO ‖ 17 πρόδηλον L^1 πρόχειρον L^2 ‖ 18 ἔχοι LT ‖ 19 οἱ LMV om. O ‖ 20 ὁ Ἱππ. T. cf. Hipp. Aph. I 14 (IV 466 L.) ‖ 22 ἔμφυτον LM τὸ ἐμφ. OVT ‖ 25 καὶ φ. καίτοι LT φ. δὲ καί τι M καίτοι φ. O

τοι σμικρὸν ὂν τὸ διαστέλλεσθαι τὰς ὁμωνυμίας ἐν τῇ χρείᾳ τῶν πραγμάτων ἱκανῶς ἀξιόλογον ὑπάρχον.

Cap. VIII. Ἀλλ' ἐπειδὴ καὶ τοῦτο σαφῶς ἤδη διώρισται, ἐπὶ τὸ ὑπόλοιπον αὖθις ἐπανιτέον. οὔσης γάρ τινος ἀκράτου καὶ ἀμίκτου ποιότητος, θερμότητός τε καὶ ψυχρότητος καὶ ξηρότητος καὶ ὑγρότητος, ὅσα ταύτας ἐδέξατο σώματα, θερμὰ δηλονότι καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ τελέως τε καὶ ἀκριβῶς ἐστι. ταυτὶ μὲν οὖν μοι νόει | τὰ τῶν γιγνομένων 555
τε καὶ φθειρομένων ἁπάντων στοιχεῖα, τὰ δ' ἄλλα σώματα τά τε τῶν ζῴων καὶ τὰ τῶν φυτῶν καὶ τὰ τῶν ἀψύχων ἁπάντων, οἷον χαλκοῦ καὶ σιδήρου καὶ λίθων καὶ ξύλων, ἐν τῷ μεταξὺ τῶν πρώτων ἐκείνων τετάχθαι. οὐδὲν γὰρ αὐτῶν οὔτ' ἄκρως θερμὸν οὔτ' ἄκρως ψυχρὸν οὔτ' ἄκρως ξηρὸν οὔτ' ἄκρως ὑγρόν ἐστιν, ἀλλ' ἤτοι μέσον ἀκριβῶς ὑπάρχει τῶν ἐναντίων, ὡς μηδὲν μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρόν, ἢ θατέρῳ τῶν ἄκρων προσκεχώρηκεν, ὡς μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν ἢ μᾶλλον ξηρὸν ἢ ὑγρόν. εἰ μὲν δὴ μέσον ἀκριβῶς εἴη καθ' ἑκατέραν τῶν ἀντιθέσεων, ὡς μηδὲν μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρόν, εὔκρατον ἁπλῶς τοῦτο λεχθήσεται· θατέρου δὲ πλεονεκτήσαντος ἤτοι κατὰ τὴν ἑτέραν ἀντίθεσιν ἢ κατ' ἀμφοτέρας, οὐκέτ' εὔκρατον. εἰ μὲν δὴ θερμὸν εἴη μᾶλλον ἢ ψυχρόν, ὃ μᾶλλόν ἐστι, τοῦτο λεχθήσεται. κατὰ ταὐτὰ

5 θερμότητος, ψυχρότητος καὶ ξηρότητος κ. ὑγρότητος L ὑγρ. τε καὶ θ. κ. ξ. κ. ψ. M ὑ. τ. κ. ξ. κ. θ. κ. ψ. OVT ‖ 6 ἐδέξατο LMT διεδέξαντο O ‖ 7 καὶ ξηρὰ om. O ‖ 8 ἐστὶ L ἔσται cett. ‖ 9 ἁπάντων add. MT om. LO ‖ 10 τὰ ante τῶν φυτῶν add. MOT, om. L, ante τῶν ἀψύχων add. OT om. LM ‖ 12 τετάχθω L^1 τετάχθαι L^2 ‖ verba οὐδὲν γὰρ usque ad ὀνομασθήσεται ψυχρόν excerps. Orib. XXI 2, 1 ‖ 14 ξηρὸν οὔτ' ἄκρως ὑγρόν L Orib. ὑ. οὔτ' ἄκρ. ξ. cett. ‖ 15 ὑπάρχειν M ὑπάρχον O ‖ 16 verba ἢ θατέρῳ usque ad ὑγρὸν om. L^1 add. L^2 in marg. ‖ 17 ξηρὸν ἢ ὑγρὸν LM ὑ. καὶ ξ. O ‖ 19 ἀντιθέσεων LMT Orib. ἐναντιώσεων O ‖ 20 ἁπάντων add. ante ἁπλῶς M ‖ πάντως pro ἁπλῶς coniec. Corn. ‖ 22 ἀμφοτέρας L ἀμφοτέραν MOT ‖ 23 post λεχθήσεται add. ὡσαύτως δὲ καὶ ξηρὸν καὶ ὑγρόν O om. LMT. In L repetuntur quae antecedunt vocabula θατέρου δὲ πλεονεκτήσαντος ἤτοι κατὰ τὴν ἑτέραν ἀντίθεσιν, sed lineola subducta deleta sunt. Eodem signo etiam quae sequuntur κατὰ ταῦτα (sic) καὶ εἰ ψυχρὸν εἴη μᾶλλον, ὀνομασθήσεται ψυχρόν exstincta sunt.

556 *δὲ καὶ εἰ | ψυχρὸν εἴη μᾶλλον, ὀνομασθήσεται ψυχρόν,
ὡσαύτως δὲ καὶ ξηρὸν καὶ ὑγρόν. εἰ δ' ἐξ ἑκατέρας τῆς
ἀντιθέσεως ἐπικρατοίη θάτερον, ἤτοι θερμὸν ἅμα καὶ ὑγρὸν
ἢ θερμὸν ἅμα καὶ ξηρὸν ἢ ψυχρὸν ἅμα καὶ ξηρὸν ἢ ψυχρὸν
ἅμα καὶ ὑγρὸν ὀνομασθήσεται τὸ σῶμα.*

*Ταύτας μὲν οὖν τὰς τέτταρας δυσκρασίας, ὡς καὶ πρόσθεν
εἴπομεν, οἱ πλεῖστοι γιγνώσκουσιν ἰατροί τε καὶ φιλόσοφοι.
τὰς δ' ἄλλας τέτταρας τὰς ἐξ ἡμίσεος τούτων γιγνομένας
οὐκ οἶδ' ὅπως παραλείπουσιν, ὥσπερ καὶ τὴν πρώτην ἁπα-
σῶν κρᾶσιν, τὴν ἀρίστην. ἀλλ' ὅτι γε δυνατὸν ἐπικρατοῦν-
τος τοῦ θερμοῦ μηδὲν μᾶλλον ὑγρὰν ἢ ξηρὰν εἶναι τὴν
κρᾶσιν, ὅσον ἐπὶ ταύτῃ τῇ συζυγίᾳ, πρόδηλον μὲν οἶμαι
κἀκ τῶν ἤδη προειρημένων εἶναι. ῥᾷστον δέ, κἂν εἰ μηδὲν
προείρητο, συλλογίσασθαι, συγχωρησάντων γ' ἅπαξ αὐτῶν
ἑτέραν μὲν εἶναι κρᾶσιν ὑγρὰν καὶ θερμήν, ἑτέραν δὲ ξηρὰν
καὶ θερμήν. εἰ γὰρ οὐκ ἀναγκαῖόν ἐστι πάντως εἶναι ξηρὰν
τὴν θερμήν, ἀλλ' ἐγχωρεῖ καὶ ὑγρὰν ὑπάρχειν αὐτήν, ἐγ-*
557 *χωρήσει δηλονότι | καὶ μέσην· ἐγγυτέρω γάρ ἐστιν ἡ μέση
τῆς ξηρᾶς κράσεως ἤπερ ἡ ὑγρά. κατὰ δὲ τὸν αὐτὸν τρό-
πον ἐστί τις ἑτέρα ψυχρὰ κρᾶσις, ἐφ' ἧς ἐστιν ἰσχυρότερον
τὸ ψυχρόν· οὐ μὴν οὔθ' ὑγρὰν οὔτε ξηρὰν ἀναγκαῖον εἶναι
τὴν αὐτήν, ἀλλ' ἐγχωρεῖ καὶ μέσην γενέσθαι· πάλιν γὰρ
κἀνταῦθα τὸν αὐτὸν ἐπάξεις λόγον. ὥστ', εἴπερ οὐκ ἀν-
αγκαῖόν ἐστιν ὑγρὰν εἶναι τὴν ψυχράν, ἀλλ' ἐγχωρεῖ καὶ
ξηρὰν γενέσθαι, πρόδηλον, ὡς καὶ τὴν μέσην ἐγχωρήσει·
ἐγγυτέρω γάρ ἐστιν αὕτη τῆς ὑγρᾶς ἤπερ ἡ ξηρά. ὡς οὖν
αὗται αἱ δύο δυσκρασίαι κατὰ τὴν ἑτέραν ἀντίθεσιν ἐδεί-
χθησαν, ἡ μὲν θερμὴ μόνον, ἡ δὲ ψυχρά, κατὰ τὸν αὐτὸν*

2 *ὡσαύτως δὲ καὶ ξηρὸν καὶ ὑγρόν* hoc loco om. LO add. MT Orib. ‖ *τῆς* om. L ‖ 3 *ἅμα* om. ter M ‖ 4 *ξηρὸν* L *ὑγρὸν* cett. ‖ 5 *ὑγρὸν* L *ξηρὸν* cett. ‖ post *σῶμα* add. *κατὰ τὴν ἐπικράτησιν* M *κατὰ τὸ ἐπικρατοῦν* OT om. L ‖ 8 *τὰς ἐξ* L *τὰς* om. cett. ‖ 10 *κράσεων* L ‖ 11 *ἢ* LMT *καὶ* O ‖ 13 *κἂν*] *καὶ* M ‖ 14 *προείρηται* LV ‖ *γ'* om. M ‖ 15 *εἶναι* add. L^2 ‖ 17 *ὑγρὰν* om. O^1 add. O^3 *ξηρὰν* add. O^2 ‖ *ὑπάρχειν αὐτὴν* om. M ‖ 21 *ἀναγκαῖον εἶναι τὴν αὐτήν* LMT *ὑπάρχειν αὐτὴν ἀνάγκη* O ‖ 22 *γὰρ*] *οὖν* L ‖ 27 *αἱ* om. LMT ‖ *δύο* L^1 s. l. ‖ 28 *ὅτι ἡ μὲν* LV ‖ verba *ἡ μὲν θερμὴ* usque ad *ἀντίθεσιν* om. M

*τρόπον ἄλλαι δύο γενήσονται κατὰ τὴν ἑτέραν ἀντίθεσιν, ἡ
μὲν ξηρὰ μόνον, ἡ δ' ὑγρά, συμμέτρως ἐχόντων πρὸς ἄλληλα
τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ. πάλιν γὰρ κἀνταῦθα φήσο-
μεν, ὡς, εἴπερ οὐκ ἔστιν ἀναγκαῖον, εἴ τίς ἐστι ξηρὰ κρᾶσις,
εὐθὺς ταύτην εἶναι καὶ θερμήν, ἀλλ' ἐνδέχεται καὶ ψυχρὰν
ὑπάρχειν, οὐκ ἀδύνατον ἔσται καὶ τὸ μήτε ψυχρὰν εἶναί
τινα μήτε θερμήν, ἀλλ' εὔκρατον μὲν κατὰ τοῦτο, ξηρὰν
| δὲ κατὰ τὴν ἑτέραν ἀντίθεσιν. ὡσαύτως δὲ καὶ τὴν ὑγρὰν* 558
*κρᾶσιν οὐκ ἀναγκαῖον οὔτε θερμὴν οὔτε ψυχρὰν ὑπάρχειν,
ἀλλ' ἐνδέχεται μέσην ἀμφοῖν εἶναι κατά γε ταύτην τὴν ἀντί-
θεσιν.*

*Εἰ τοίνυν οὐκ ἀναγκαῖον οὔτε τῇ κατὰ τὸ θερμὸν καὶ
ψυχρὸν δυσκρασίᾳ τὴν ἐκ τῆς ἑτέρας ἀντιθέσεως ἕπεσθαι
οὔτ' ἐκείνῃ τὴν ἐκ ταύτης, ἐνδέχεταί ποτε καὶ τὴν εὔκρατον
ὅσον ἐπὶ θερμότητι καὶ ψυχρότητι φύσιν ἤτοι ξηρὰν ἢ
ὑγρὰν γενέσθαι καὶ τὴν ἐν τούτοις πάλιν εὔκρατον ἤτοι
θερμὴν ἢ ψυχράν. ὥστ' εἶναι καὶ ταύτας τέτταρας ἑτέρας
ἐκείνων δυσκρασίας, ὡς οἱ πρόσθεν ἰατροί τε καὶ φιλόσοφοι
παρέδοσαν ἡμῖν, καὶ μέσας γε ταύτας τετάχθαι τῶν εὐκρά-
των ἕξεων καὶ τῶν κατ' ἀμφοτέρας τὰς ἀντιθέσεις δυσκρά-
των. ἡ μὲν γὰρ ἄκρως εὔκρατος οὐδετέραν ἀντίθεσιν ἔχει
πλεονεκτοῦσαν, ἡ δ' ἐξ ὑπεναντίου τῇδε δύσκρατος ἀμφο-
τέρας μοχθηράς. ἐν μέσῳ δ' ἑκατέρων ἐστὶν ἡ κατὰ μὲν τὴν
ἑτέραν εὔκρατος ὑπάρχουσα, κατὰ δὲ τὴν ἑτέραν δύσκρατος,
ἥτις ἐξ ἡμίσεος μὲν εὔκρατος, ἐξ | ἡμίσεος δὲ δύσκρατος* 559
*οὖσα, μέση δεόντως ἂν εἶναι λέγοιτο τῆς ὅλης εὐκράτου τε
καὶ δυσκράτου. καὶ εἴπερ ἔχει ταῦθ' οὕτως, ὥσπερ οὖν
ἔχει, θαρρούντως ἤδη λέγομεν, ἐννέα τὰς πάσας εἶναι τῶν
κράσεων διαφοράς, εὔκρατον μὲν μίαν, οὐκ εὐκράτους δὲ*

1 *ἄλλαι* LT *ἕτεραι* O | 3 *ψυχροῦ κ. τ. θ.* MT ‖ 4 *ὡς εἴπερ* V *ὥσπερ* cett. ‖ *εἴ τίς* LMTV *ἥτις* O ‖ 12 *θερμὸν κ. ψ.* LM *ψ. κ. θ.* O ‖ 16 *γίγνεσθαι* M ‖ 17 *ἑτέρας* om. OT ‖ 18 *τε* om. LM ‖ 19 *γε* om. L ‖ 22 *ὑπεναντίας* LM ‖ *τῇδε* LMT *τῇσδε* O ‖ 23 ante *μοχθηράς* add. *ἔχει* L ‖ *ἑκατέρων* add. LMT om. O ‖ 24 *ὑπάρχουσα* post *δύσκρατος* colloc. O ‖ 27 *ἔχει* post *οὕτως* colloc. O ‖ 28 *θαρροῦντες* T ‖ verba *ἐννέα τὰς πάσας* usque ad *ἧττον πάμπολυ* excerps. Orib. XXI 2, 7

τὰς ὀκτώ, τέτταρας μὲν ἁπλᾶς, ὑγρὰν καὶ ξηρὰν καὶ ψυχρὰν καὶ θερμήν, ἄλλας δὲ τέτταρας συνθέτους, ὑγρὰν ἅμα καὶ θερμὴν καὶ ξηρὰν ἅμα καὶ θερμὴν καὶ ψυχρὰν ἅμα καὶ ὑγρὰν καὶ ψυχρὰν ἅμα καὶ ξηράν.

Cap. IX. Ἐν ἑκάστῃ δὲ τῶν εἰρημένων κράσεων τὸ μᾶλλόν τε καὶ ἧττον πάμπολυ κατά τε τὰς ἁπλῶς λεγομένας κράσεις ἐπί τε τῆς ὅλης οὐσίας, ἤδη δὲ καὶ καθ' ἓν ὁτιοῦν γένος. εἰ δή τις βούλεται διαγνωστικὸς εἶναι κράσεων, ἄρχεσθαι τούτῳ προσήκει τῆς γυμνασίας ἀπὸ τῶν καθ' ἕκαστον γένος εὐκράτων τε καὶ μέσων φύσεων. ἐκείναις γὰρ τὰς
560 ἄλλας παραβάλλων ῥᾳδίως ἐξευρήσει τὸ | πλεονάζον ἢ λεῖπον
ἐν ἑκάστῃ. περὶ πρώτων οὖν ῥητέον τῶν ἁπλῶς λεγομένων εὐκράτων τε καὶ δυσκράτων, ἃς ἐπὶ πάσης οὐσίας γεννητῆς, οὐκ ἐπὶ ζῴων μόνον ἢ φυτῶν, ἔφαμεν ἐξετάζεσθαι. πάλιν δὲ κἀνταῦθα τό γε τοσοῦτον χρὴ διαστείλασθαι περὶ τῶν ὀνομάτων, ὡς θερμὴ κρᾶσις ἄλλη μέν ἐστιν ἐνεργείᾳ, δυνάμει δ' ἄλλη, καὶ ὡς δυνάμει ταῦτ' εἶναι λέγομεν, ὅσα μήπω μέν ἐστιν ἃ λέγεται, ῥᾷστον δ' αὐτοῖς γενέσθαι φυσικήν τιν' ἐπιτηδειότητα κεκτημένοις εἰς τὸ γενέσθαι. περὶ πρώτων οὖν διέλθωμεν τῶν ἐνεργείᾳ θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν ἀπὸ τῆς συμπάσης οὐσίας ἀρξάμενοι κἄπειτα μεταβῶμεν ἐπὶ τὰ φυτὰ καὶ τὰ ζῷα. τελέως γὰρ ἂν οὕτως ἡμῖν ἀπειργασμένον εἴη τὸ προτεθέν.

Ἐπειδὴ τοίνυν τὸ μέσον ἐν ἅπαντι γένει καὶ μάλιστα κατὰ τὰς συμπάσας οὐσίας ἐκ τῆς τῶν ἄκρων μίξεως γίγνεται, χρὴ καὶ τὴν νόησιν αὐτοῦ καὶ τὴν διάγνωσιν ἐξ ἐκείνων συνίστασθαι. τὸ μὲν δὴ τῆς νοήσεως ῥᾷστον. ἀπὸ γὰρ

1 καὶ ante ξηρὰν et ψυχρὰν om. M ‖ ψυχρὰν κ. θ. LM θ. κ. ψ. O ‖ 3 καὶ ante ξηρὰν om. M ‖ ἅμα post ξηρὰν om. M ‖ καὶ post θερμὴν om. M ‖ ξ. κ. ψ., ψ. κ. ὑ. M ‖ 6 κατά γε L ‖ ἁπλῶς LT ἁπλᾶς cett. ‖ 7 post κράσεις add. καὶ κατὰ τὰς συνθέτους Corn. ‖ τε post ἐπὶ om. M ‖ 11 λεῖπον LM τὸ λ. O καὶ ἐλλεῖπον T ‖ 12 ἐν om. M ‖ πρῶτον οὖν ῥητέον περὶ τ. ἁ. λ. M ‖ 15 τῶν LMT om. O ‖ 18 ἃ LMV ὃ O ‖ 19 πρῶτον οὖν διέλθωμεν περὶ τ. M ‖ 20 διέλθωμεν] εἴπωμεν L ‖ 22 ἐπὶ τὰ φυτὰ καὶ τὰ ζῷα LMT ἐπί τε τὰ ζῷα καὶ τὰ φ. O ‖ τελείως LM ‖ 23 ἐξειργασμένον L[1] ἀπειργασμένον L[2] ‖ 24 τῷ γένει L ‖ 25 γεννᾶται LMT γίνεται O

τοῦ θερμοτάτου | πάντων τῶν εἰς αἴσθησιν ἡκόντων, οἷον 561
ἤτοι πυρὸς ἤ τινος ὕδατος ἄκρως ζέοντος, ἐπὶ τὸ ψυχρότατον καταντῶντες ἁπάντων ὧν ἴσμεν, οἷον ἤτοι κρύσταλλον ἢ χιόνα, νοήσαντές τι διάστημα, μέσον ἀκριβῶς τοῦτο τέμνομεν. οὕτω γὰρ ἐξευρήσομεν τῇ νοήσει τὸ σύμμετρον, ὅπερ ἑκατέρου τῶν ἄκρων ἴσον ἀπέχει. ἀλλὰ καὶ κατασκευάσαι πως αὐτὸ δυνάμεθα τὸν ἴσον ὄγκον κρυστάλλου μίξαντες ὕδατι ζέοντι. τὸ γὰρ ἐξ ἀμφοῖν κραθὲν ἴσον ἑκατέρου τῶν ἄκρων ἀφέξει τοῦ τε καίοντος καὶ τοῦ νεκροῦντος διὰ ψῦξιν. οὔκουν οὐδὲ χαλεπὸν ἔτι τοῦ κραθέντος οὕτως ἁψαμένους ἔχειν τὸ μέσον ἁπάσης οὐσίας ἐν τῇ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν ἀντιθέσει καὶ μεμνῆσθαι τούτου καὶ κρίνειν ἅπαντα τἆλλα καθάπερ τινὶ κανόνι παραβάλλοντας. καὶ μὲν δὴ καὶ ξηρὰν γῆν ἢ τέφραν ἤ τι τοιοῦτον ἕτερον ἀκριβῶς αὐχμηρὸν ἀναδεύσας ὕδατι κατὰ τὸν ὄγκον ἴσῳ τὸ μέσον ἐργάσῃ σῶμα τῆς κατὰ τὸ ξηρόν τε καὶ ὑγρόν ἀντιθέσεως. οὔκουν
οὐδ' ἐνταῦθα χαλεπὸν οὐδὲν ὄψει θ' ἅμα καὶ ἁφῇ τὸ | τοι- 562
οῦτον σῶμα διαγνόντα παραθέσθαι τῇ μνήμῃ καὶ τούτῳ κανόνι τε καὶ κριτηρίῳ χρῆσθαι πρὸς τὴν τῶν ἐλλειπόντων ἢ πλεοναζόντων ὑγρῶν τε καὶ ξηρῶν διάγνωσιν. ἔστω δὲ δηλονότι τὸ κρινόμενον σῶμα συμμέτρως θερμόν. εἰ γὰρ εἰς ἄκρον ἤτοι θερμότητος ἢ ψύξεως ἄγοιτο τουτὶ τὸ μέσον ὑγροῦ καὶ ξηροῦ σῶμα, φαντασίαν ἐνίοτε παρέξει ψευδῆ καὶ δόξει ποτὲ μὲν ὑγρότερον εἶναι τοῦ συμμέτρου, ποτὲ δὲ ξηρότερον. εἰ μὲν γὰρ θερμανθείη πλέον ἢ δεῖ, τηκόμενόν τε καὶ ῥέον ὑγροτέρου φαντασίαν ἑαυτοῦ παρέξει· ψυχόμενον δὲ περαιτέρω τοῦ προσήκοντος ἵσταταί τε καὶ πήγνυται καὶ ἀκίνητον γίγνεται καὶ σκληρὸν ἁπτομένῳ φαίνεται κἀκ τού-

3 καταντῶντες codd. κατελθόντες B ‖ πάντων L ‖ ἤτοι M εἴ τι T ἢ L om. O ‖ 5 ὅ, τι περ ἂν M ὅτι περ L (sed τι delet.) ὅπερ ἂν T ‖ 6 ἀπέχῃ MT ‖ 10 οὐκοῦν οὐδὲ χ. ἔτι LMT οὔκουν οὐδὲν ἔτι χαλεπόν ἐστι O ‖ 11 post ἔχειν add. τε L ‖ 15 ἀναδεύσαντας M ‖ 16 οὐκ οὖν L οὐκοῦν MT ‖ 17 τὸ τοιοῦτον σῶμα om. L ‖ 18 διαγνόντα LMT διαγνόντας O ‖ 20 τε add. L om. MOT ‖ 25 ἢ δεῖ] ἤδη O δεῖ in ras. L ‖ διατηκόμενόν M ‖ 26 ὑγροτέραν L[1]T ὑγροτέρου L[2] ‖ 27 τε om. L ‖ 28 ἁπτομένῳ LMT ἁπτομένοις O

του φαντασίαν προβάλλει ψευδῆ ξηρότητος. εἰ δ' ὥσπερ ἴσον ὑγροῦ καὶ ξηροῦ μετέσχεν, οὕτω καὶ θερμότητος καὶ ψύξεως εἴη μέσον, οὔτε σκληρὸν οὔτε μαλακὸν ἁπτομένῳ φανεῖται τὸ τοιοῦτον σῶμα.

Τὸ μὲν οὖν ὅλα δι' ὅλων αὐτὰ κεράσαι, τὸ θερμὸν λέγω καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, ἀδύνατον ἀν-
563 θρώπῳ. γῆ γὰρ ὑγρῷ | φυραθεῖσα μέμικται μέν, ὡς ἄν τῳ δόξειε, καὶ οὕτω κέκραται πᾶσα παντί, παράθεσις μήν ἐστι τὸ τοιοῦτον κατὰ σμικρὰ καὶ οὐ δι' ὅλων κρᾶσις, ἀλλὰ τὸ δι' ὅλων ἄμφω κεράσαι θεοῦ καὶ φύσεως ἔργον, ἔτι δὲ μᾶλλον, εἰ καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ὅλα δι' ὅλων ἀλλήλοις κεραννύοιτο. τὸ μέντοι παράθεσιν ἐργάσασθαι τοιαύτην, ὡς ἐκφεύγειν τὴν αἴσθησιν ἕκαστον τῶν ἁπλῶν σωμάτων, οὐ φύσεως τοῦτό γε μόνης ἢ θεοῦ τοὔργον, ἀλλὰ καὶ ἡμέτερόν ἐστιν. οὐδὲν γὰρ χαλεπὸν ὑγροῦ καὶ ξηροῦ μέσον ἐργάσασθαι πηλὸν ἐκ τῆς τοιαύτης μίξεως, ὡσαύτως δὲ καὶ θερμοῦ καὶ ψυχροῦ, καί σοι φανεῖται τὸ τοιοῦτον σῶμα καὶ τῇ θερμότητι μὲν εὔκρατον, ἀλλὰ καὶ σκληρότητος καὶ μαλακότητος ἐν τῷ μέσῳ.

Τοιοῦτον δ' ἐστὶ καὶ τὸ τῶν ἀνθρώπων δέρμα, μέσον ἀκριβῶς ἁπάντων τῶν ἐσχάτων, θερμοῦ καὶ ψυχροῦ καὶ σκληροῦ καὶ μαλακοῦ, καὶ τούτου μάλιστα τὸ κατὰ τὴν χεῖρα. γνώμων γὰρ αὕτη πάντων ἔμελλεν ἔσεσθαι τῶν αἰσθητῶν,
564 ὄργανον | ἁπτικὸν ὑπὸ τῆς φύσεως ἀπεργασθεῖσα τῷ φρονιμωτάτῳ τῶν ζῴων οἰκεῖον. ἴσον οὖν ἀπέχειν αὐτὴν ἐχρῆν ἁπάντων τῶν ἄκρων, θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ. καὶ δὴ καὶ γέγονεν ἐκ τῆς τούτων ἁπάντων ἰσο-

---

1 ψευδῆ προβάλλει L ‖ 2 ἴσον ante ὑγροῦ colloc. LMT post μετέσχεν O ‖ καὶ LM τε καὶ OT ‖ 4 φανεῖται LMT φαίνεται O ‖ 5 αὐτὰ] ἑαυτὰ O^1 ἑαυτῶν O^2 ‖ κεκρᾶσθαι L^1 κεράσαι L^2 ‖ 8 μήν] μέντοι L δὲ T ‖ 9 ἀλλὰ om. M ‖ 10 τὸ γὰρ δι' M ‖ κεκράσθαι L^1 κεράσαι L^2 ‖ 11 καὶ ante τὸ θερμὸν add. LMT om. O ‖ 13 ἐκφυγεῖν M ‖ 14 post φύσεως add. ἐστὶ M ‖ τοὔργον LT τὸ ἔργον O ‖ 15 ἐστιν om. M ‖ οὐδὲν LMT οὐδὲ O ‖ post χαλεπὸν add. ἐστιν L ‖ 18 post μὲν add. καὶ τῇ ψυχρότητι A om. LMOT ‖ σκληρότατον καὶ μαλακώτατον L^1 σκληρότητος κ. μαλακότητος L^2 ‖ καὶ μαλ.] τε καὶ μαλ. OT ‖ 23 post πάντων add. σωμάτων M, post αἰσθητῶν LT

μοιρίας οὐ μιχθέντων μόνον, ἀλλὰ καὶ δι' ὅλων ἀλλήλοις κερασθέντων, ὅπερ οὐκέτ' οὐδεὶς ἡμῶν ἐργάσασθαι δυνατός ἐστιν, ἀλλὰ φύσεως τοὔργον. ὅσα μὲν οὖν σκληρότερα τοῦ δέρματός ἐστι μόρια, καθάπερ ὀστᾶ καὶ χόνδροι καὶ κέρατα καὶ τρίχες ὄνυχές τε καὶ σύνδεσμοι καὶ ὁπλαὶ καὶ πλῆκτρα, πλέον ἐν τούτοις ἐστὶ τὸ ξηρόν· ὅσα δὲ μαλακώτερα, καθάπερ αἷμα καὶ φλέγμα καὶ πιμελὴ καὶ στέαρ καὶ μυελὸς ἐγκέφαλός τε καὶ νωτιαῖος, ὑγροῦ πλέον ἐν τούτοις ἐστὶν ἢ ξηροῦ· καὶ μὲν δὴ καὶ ὅσῳ τὸ πάντων ξηρότατον ἐν ἀνθρώπῳ μόριον ὑπερβάλλει σκληρότητι τοῦ δέρματος, τοσούτῳ πάλιν ἀπολείπεται τὸ ὑγρότατον. ἔοικε δέ πως ὁ λόγος ἤδη τῶν χρησιμωτάτων αὐτῶν ἐφάπτεσθαι καὶ διδάσκειν, ἅμα μὲν ὡς οὐ ζῴων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων σωμάτων εὐκρατότατός ἐστιν | ὁ ἄνθρωπος, ἅμα δ' ὡς τῶν 565
ἐν αὐτῷ μορίων τὸ τῆς χειρὸς δέρμα τὸ ἔσωθεν ἁπάσας ἐκπέφευγεν ἀκριβῶς τὰς ὑπερβολάς.

Ἐπιστήσαντες οὖν πάλιν ἐνταῦθα τὸν λόγον ἐπισκεψώμεθα, τίς ἄριστα κέκραται πάντων ἄνθρωπος, ὃν καὶ τῆς ὅλης μὲν οὐσίας, ἔτι δὲ μᾶλλον ἀνθρώπων τε καὶ τῶν ἄλλων ζῴων ἐν τῷ μέσῳ χρὴ τάξαντας, καθάπερ τινὰ κανόνα καὶ γνώμονα, τοὺς ἄλλους ἅπαντας τούτῳ παραβάλλοντας θερμοὺς καὶ ψυχροὺς καὶ ξηροὺς καὶ ὑγροὺς ὀνομάζειν. δεῖ δὲ συνδραμεῖν ἐς ταὐτὸν ἐπὶ τοῦδε πολλὰ γνωρίσματα. καὶ γὰρ ὡς πρὸς τὴν ὅλην οὐσίαν ἐξετάζοντι μέσον χρὴ φαίνεσθαι τὸν τοιοῦτον, ἔτι δὲ μᾶλλον ὡς πρὸς ἀνθρώπους τε καὶ ζῷα. τὰ μὲν οὖν ἁπάσης τῆς οὐσίας κοινὰ γνωρίσματα προείρηται· τὰ δ' ὡς ἐν ζῴων εἴδεσιν ἐνεργείας τελειότητι κρίνεται τῆς ἑκάστῳ πρεπούσης. πρέπει δ' ἀνθρώπῳ μὲν

---

1 μόνων M ‖ 3 τῆς φύσεως LT ‖ τὸ ἔργον O ‖ τοῦ δέρματος σκληρότερα L ‖ 6 ἐν τούτοις πλέον L ‖ 8 καὶ ἐγκέφαλος καὶ νωτ. L ‖ 10 σκληρότητι LVT σμικρότητι M ξηρότητι O ‖ τοσοῦτον L ‖ 11 τὸ ὑγρότατον L^2 τῇ ὑγρότητι L^1 ‖ 12 αὐτῶν om. L^1 add. L^2 ‖ 13 οὐ LMT οὐχὶ O ‖ 14 εὐκρατότερον M ‖ ὁ om. M ‖ 16 οὐκ ἐκπέφευγεν M ‖ 17 πάλιν] ἀκριβῶς L ‖ ante ἐπισκεψ. add. πάλιν L ‖ 18 κέκραται πάντων LM π. κ. OT ‖ 19 μὲν om. M ‖ 21 τε καὶ γν. M ‖ 23 εἰς T ‖ ταὐτὸ M ‖ 24 ὅλην] ἄλλην O^1T ‖ χρὴ φ. LMT φ. χρὴ O ‖ 26 πάσης M ‖ κοινὰ γν. LT γν. κοινὰ MO

εἶναι σοφωτάτῳ, κυνὶ δὲ πρᾳοτάτῳ θ' ἅμα καὶ ἀλκιμωτάτῳ,
λέοντι δ' ἀλκιμωτάτῳ μόνον, ὥσπερ γε καὶ προβάτῳ πρᾳο-
τάτῳ. καὶ μέν γε καὶ ὡς τὰς τοῦ σώματος ἐνεργείας οἰ-
566 κείας εἶναι προσήκει τῷ τῆς ψυχῆς | ἤθει, δέδεικται μὲν
καὶ πρὸς Ἀριστοτέλους ἐν τοῖς περὶ ζῴων μορίων, δέδεικται
δὲ καὶ πρὸς ἡμῶν ὑπὲρ αὐτῶν οὐδὲν ἧττον. ἡ μὲν δὴ μέ-
θοδος αὕτη.

Τὸ δ' ἀσκῆσαι γνωρίζειν ἑτοίμως ἐν ἑκάστῳ γένει ζῴου
καὶ κατὰ τὰ σύμπαντα τὸ μέσον οὐ τοῦ τυχόντος ἀνδρός,
ἀλλ' ἐσχάτως ἐστὶ φιλοπόνου καὶ διὰ μακρᾶς ἐμπειρίας καὶ
πολλῆς γνώσεως ἁπάντων τῶν κατὰ μέρος ἐξευρίσκειν δυνα-
μένου τὸ μέσον. οὕτω γοῦν καὶ πλάσται καὶ γραφεῖς ἀν-
δριαντοποιοί τε καὶ ὅλως ἀγαλματοποιοὶ τὰ κάλλιστα γρά-
φουσι καὶ πλάττουσι καθ' ἕκαστον εἶδος, οἷον ἄνθρωπον
εὐμορφότατον ἢ ἵππον ἢ βοῦν ἢ λέοντα, τὸ μέσον ἐν ἐκείνῳ
τῷ γένει σκοποῦντες. καί πού τις ἀνδριὰς ἐπαινεῖται Πολυ-
κλείτου κανὼν ὀνομαζόμενος, ἐκ τοῦ πάντων τῶν μορίων
ἀκριβῆ τὴν πρὸς ἄλληλα συμμετρίαν ἔχειν ὀνόματος τοιού-
του τυχών. ἐστὶ μὲν οὖν ἐπὶ πλέον, ὃν νῦν ἡμεῖς ζητοῦμεν,
ἢ ὁ κανὼν οὗτος. οὐ μόνον γὰρ ὑγρότητός τε καὶ ξηρότη-
567 |τος ἐν τῷ μέσῳ καθέστηκεν ὁ οὕτως εὔσαρκος ἄνθρωπος,
ἀλλὰ καὶ διαπλάσεως ἀρίστης τετύχηκεν, ἴσως μὲν ἑπομένης
τῇ τῶν τεττάρων στοιχείων εὐκρασίᾳ, τάχα δέ τινα θειοτέραν
ἀρχὴν ἑτέραν ἐχούσης ἄνωθεν. ἀλλὰ τό γε πάντως εὔκρα-
τον εἶναι τὸν τοιοῦτον ἐξ ἀνάγκης ὑπάρχει· τὸ γὰρ ἐν
εὐσαρκίᾳ σύμμετρον εὐκρασίας ἐστὶν ἔκγονον. εὐθὺς δ'
ὑπάρχει τῷ τοιούτῳ σώματι καὶ ταῖς ἐνεργείαις ἄριστα δια-
κεῖσθαι καὶ σκληρότητός τε καὶ μαλακότητος ἔχειν μετρίως

1 θ' om. MT ‖ 3 μέντοι γε T γε om. L^1 add. L^2 ‖ 4 προσήκει LMT χρὴ O ‖ 5 ζῴων] χρείας LMT ‖ δέδεικται LMT λέλεκται O ‖ 6 ὑπὲρ αὐτῶν om. M ‖ 7 αὕτη L ἥδε cett. ‖ 9 τὰ om. LT ‖ 13 ὅλως om. L^1 add. L^2 ‖ post κάλλιστα add. ζῷα T τε ζῷα add. L ‖ 14 καὶ LM τε καὶ OT ‖ 19 οὖν om. L ‖ οὗ M ‖ ζητοῦμεν LT ἐζητοῦμεν O ‖ 20 ἢ om. M ‖ post ξηρότητος add. καὶ θερμότητος καὶ ψυχρότητος M om. LT ‖ 21 εὔκρατος MT ‖ 22 ἀλλὰ καὶ] cf. Orib. XXI 5, 2 ‖ 23 τινι O ‖ 25 τὸ τοιοῦτον M ‖ 26 εὐσάρκῳ L^1 εὐσαρκίᾳ L^2 ‖ ἔκγονον LMT ἔγγονον O

θερμότητός τε καὶ ψυχρότητος. καὶ ταῦθ' ὑπάρχει [ἅπαντα]
τῷ δέρματι καὶ τούτου μάλιστα τῷ τῆς χειρὸς ἐντός, ὅταν
γε μηδένα τύλον ἔχῃ τοιοῦτον, οἷος τοῖς ἐρέττουσί τε καὶ
σκάπτουσι γίγνεται. διττῆς γὰρ ἕνεκα χρείας τῶν χειρῶν
γεγενημένων, ἁφῆς καὶ ἀντιλήψεως, αἱ μαλακαὶ μὲν εἰς τὴν
τῆς ἁφῆς ἀκρίβειαν, αἱ σκληραὶ δ' εἰς τὴν τῆς ἀντιλήψεως
ἰσχὺν ἐπιτηδειότεραι.

Καὶ δὴ καὶ τὸ δέρμα τὸ μέσον οὐ μόνον ἁπάντων τῶν
τοῦ ἀνθρώπου μορίων, ἀλλὰ καὶ τῆς ὅλης οὐσίας ἁπάντων
τῶν ἐν γενέσει τε καὶ | φθορᾷ σωμάτων οὐ τὸ τετυλωμένον 568
ἐστὶ καὶ σκληρὸν καὶ λιθῶδες, ἀλλὰ τὸ κατὰ φύσιν ἔχον,
ᾧ δὴ καὶ μάλιστά φαμεν ἀκριβοῦσθαι τὴν ἁφήν. ὅτι μὲν
οὖν σκληρότητός τε καὶ μαλακότητος ἐν τῷ μέσῳ καθέστηκεν
ἁπάντων τῶν μορίων, ἱκανῶς ἐναργές· ὅτι δὲ καὶ θερμότη-
τός τε καὶ ψυχρότητος, ἐκ τῆς οὐσίας ἂν αὐτοῦ μάλιστα
καταμάθοις. ἔστι γὰρ οἷον ἔναιμόν τι νεῦρον, ἀκριβῶς μέ-
σον ὑπάρχον νεύρου τε καὶ σαρκός, ὡς εἰ καὶ κραθέντων
ἀμφοῖν ἐγένετο. ἀλλὰ νεῦρον μὲν ἅπαν ἄναιμόν τε καὶ
ψυχρόν, σὰρξ δὲ πολύαιμός τε καὶ θερμή· μέσον δ' ἀμφοῖν
τὸ δέρμα μήτ' ἄναιμον τὸ πάμπαν ὡς τὸ νεῦρον, ἀλλὰ μηδὲ
πολύαιμον ὡς ἡ σὰρξ γενόμενον. εἰ δὴ τοῦτο κανόνα τε
καὶ οἷον κριτήριον ἁπάντων τῶν τοῦ ζῴου μορίων προστησά-
μενος ἐξετάζοις τε καὶ παραβάλλοις αὐτῷ τἆλλα, τὰς ὀκτὼ
διαφορὰς εὑρήσεις τῶν δυσκρασιῶν ἐν αὐτοῖς.

Καὶ δὴ καὶ κατὰ μέρος δίειμί σοι περὶ πάντων ἐφεξῆς.

1 καὶ θερμότητος κ. ψ. L ‖ ὑπάρχει L ὑπάρχειν cett. ‖ ἅπαντα MOTL^2 om. L^1 ‖ 2 τούτου L τούτῳ cett. ‖ τῷ] τὸ L ‖ 3 γε LMT om. O ‖ τὸ add. ante τοιοῦτον L ‖ οἷος scripsi: οἷον codd. ‖ 8 verba καὶ δὴ καὶ usque ad τὴν ἁφὴν excerps. Orib. XXI 4, 1 ‖ 9 τῶν τοῦ ἀνθρώπου M Orib. τῶν ἀνθρώπου L τῶν ἀν͠ων T ἀνθρωπίνων O ‖ ἁπάντων LMT πάντων Orib. καὶ πάντων O ‖ 14 τῶν LMT om. O ‖ θ. τε κ. ψ. LT ψ. καὶ θ. M θ. κ. ψ. O ‖ 16 μὲν γὰρ MT ‖ 17 τε om. L ‖ 21 τὸ ante πάμπαν om. LT ‖ τὸ ante νεῦρον add. T om. LMO ‖ 21 εἰ δὴ τοῦτο] excerps. Orib. XXI 4, 2 | 22 τῶν om. L ἀπ. τοῦ ζ. τῶν μ. T Orib. ‖ 23 ἐξετάζοις LT ἐξετάζεις MO ‖ παραβάλλος LT παραβάλλεις MO ‖ τἆλλα L^1 τὰς ἄλλας L^2T ‖ 24 τῶν δυσκρασιῶν M τὰς δυσκράτους L τῆς δυσκρασίας OT ‖ 25 ἐφεξῆς LT ἑξῆς MO

φλέγμα μέν ἐστιν ὑγρότατον καὶ ψυχρότατον, αἷμα δὲ θερ-
569 μότατον, ἀλλ' οὐχ οὕτως | ὑγρὸν ὡς τὸ φλέγμα. θρὶξ δὲ
ψυχρότατον καὶ ξηρότατον· ἧττον δ' αὐτῆς ὀστοῦν ψυχρόν
τ' ἐστὶ καὶ ξηρὸν καὶ τοῦδε χόνδρος ἧττον ξηρός, ἐφεξῆς δὲ
χόνδρῳ σύνδεσμος, ἔπειτα τένων, εἶθ' ὑμὴν καὶ ἀρτηρία καὶ
φλέψ, αὐτὰ δηλονότι τὰ σώματα τῶν ἀγγείων, εἶθ' ὅσα
νεῦρα σκληρά. τὰ δὲ μαλακὰ νεῦρα κατὰ τὴν τοῦ δέρματος
ὑπάρχει φύσιν ἐν τῇ καθ' ὑγρότητά τε καὶ ξηρότητα μεσό-
τητι. κατὰ γὰρ τὴν ἑτέραν ἀντίθεσιν οὐκ ἔστι μέσον θερ-
μοῦ καὶ ψυχροῦ τὸ νεῦρον τὸ μαλακόν, ἀλλὰ τοσοῦτον
ἀπολείπεται θερμότητος, ὅσον καὶ αἵματος. οὕτω δὲ καὶ
τἆλλα σύμπαντα τὰ πρόσθεν εἰρημένα τοσούτῳ ψυχρότερα
δέρματος ὅσῳ καὶ ἀναιμότερα. καὶ οἵ γε χιτῶνες αὐτοὶ τῶν
ἐναιμοτάτων ἀγγείων, ἀρτηρίας λέγω καὶ φλεβός, ἄναιμοί
τ' εἰσὶ καὶ ψυχροὶ φύσει. τῇ γειτνιάσει δὲ τοῦ αἵματος θερ-
μαίνονταί τε καὶ εἰς μέσην ἀφικνοῦνται κατάστασιν κράσεως.
τὸ δ' αἷμα πάλιν αὐτὸ παρὰ τῆς καρδίας ἔχει τὴν θερ-
570 μασίαν. φύσει γὰρ ἐκεῖνο τὸ | σπλάγχνον ἁπάντων ἐστὶ τῶν
τοῦ ζῴου μορίων ἐναιμότατόν θ' ἅμα καὶ θερμότατον, ἐφε-
ξῆς δ' αὐτῷ τὸ ἧπαρ. ἀλλ' ἡ μὲν καρδία βραχὺ δέρματος
ἀποδεῖ σκληρότητι, τὸ δ' ἧπαρ πολύ. καὶ τοίνυν καὶ ὑγρο-
τέρα τοσούτῳ δέρματός ἐστιν ὅσῳ μαλακωτέρα. καὶ μὲν δὴ
καὶ ἡ σὰρξ ὑγροτέρα δέρματος, ἀλλ' αὕτη μὲν καὶ θερμο-
τέρα. νωτιαῖος δ' ὑγρότερος μέν, ἀλλὰ καὶ ψυχρότερος, καὶ
τοῦδε μᾶλλον ἐγκέφαλος ὑγρότερος, ἔτι δὲ τοῦδε μᾶλλον ἡ
πιμελή, καὶ ἡ πῆξις αὐτῆς διὰ τὴν τῶν ὑμένων γειτνίασιν·
ἐλαίῳ γὰρ ἔοικε παχεῖ καὶ διὰ τοῦτο πήγνυται ψυχροῖς καὶ
ἀναίμοις ὁμιλοῦσα μορίοις. οὔτε δ' ἥπατι περιπήγνυσθαι

1 ἐστιν LT ὡς M οὖν O ‖ θερμότατον καὶ ὑγρότατον L ‖ 3 ψυχρότατον κ. ξηρότατον LMT ξηροτάτη τε καὶ ψυχροτάτη O ‖ 4 τ' T τε L om. MO ‖ 9 οὐκ ἔστι LMT οὐκ ἔτι O ‖ 10 τὸ ante μαλακόν add. LMT om. O ‖ τοσούτῳ M ‖ 11 ὅσῳ LM ‖ 12 τοσοῦτον LT ‖ 13 ὅσον T (ὅσῳ L) ‖ καὶ οἵ γε] cf. Orib. XXI 4, 5 ‖ 14 λέγω om. M ‖ τε καὶ φλ. M ‖ 16 τε LMT om. O ‖ 21 καὶ τοίνυν καὶ LMT καὶ τοίνυν O ‖ 22 ἐστιν om. M ‖ ὅσῳ καὶ μαλακωτέρα T ‖ καὶ μὲν LMT καὶ μὴν O ‖ 23 ἡ σὰρξ LMT σὰρξ O ‖ 24 καὶ ante ψυχρ. om. L ‖ 25 τοῦδε LMT τούτου O ‖ ἡ ante πιμελή add. LMT om. O

πιμελὴν οὔτ' ἀρτηρίαις καὶ φλεψὶν οὔτε καρδίᾳ δυνατόν,
ἀλλ' οὐδ' ἄλλῳ τινὶ θερμῷ πάνυ μορίῳ. διότι δὲ πέπηγε
ψυχρῷ, διὰ τοῦτο χεῖται θερμαινομένη τοῖς ἄλλοις ὁμοίως
τοῖς πεπηγόσιν. οὐ μὴν ἐγκέφαλός γε θερμαινόμενος χεῖται
καὶ διὰ τοῦθ' ἧττον ὑγρός ἐστι πιμελῆς. ἧττον δ' ὑγρὰ
πιμελῆς ἐστι καὶ ἡ τοῦ πνεύμονος σάρξ, οὐδὲ γὰρ αὕτη
| χεῖται θερμαινομένη. πολὺ δ' ἔτι μᾶλλον ἡ τοῦ σπληνός 571
τε καὶ τῶν νεφρῶν σὰρξ ἧττόν ἐστιν ὑγρὰ πιμελῆς. ἅπαντα
μέντοι ταῦτα δέρματός ἐστιν ὑγρότερα. τὰς δὲ τούτων ἀπο-
δείξεις ἐν τῷ μετὰ ταῦτα λόγῳ διέξειμι καὶ μὲν δὴ καὶ ὅσα
λείπει τῇ συμπάσῃ περὶ κράσεων πραγματείᾳ διὰ τῶν ἐφεξῆς
δυοῖν ὑπομνημάτων εἰρήσεται.

3 πάνυ ante ψυχρῷ add. OT om. LMV ‖ 4 τοῖς πεπηγόσιν MOT τοῖς om. L ‖ 6 γὰρ om. M ‖ 8 σὰρξ add. LMT om. O ‖ 10 μετὰ ταῦτα L μετὰ T μεταξὺ MO ‖ 12 ὑπομνημάτων L^1 ὑπομνημάτοιν L^2T ‖ Subscriptio: τέλος τοῦ α' περὶ κράσεων λόγου L

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΝ

ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ

Cap. I. Ὅτι μὲν δὴ τῶν πολλαχῶς λεγομένων ἐστὶν ὑγρόν τε σῶμα καὶ ξηρὸν καὶ ψυχρὸν καὶ θερμόν, ἐν τῷ πρὸ τούτου λόγῳ διῄρηται. δέδεικται δὲ καί, ὡς ἐννέα διαφοραὶ τῶν κράσεών εἰσι, μία μὲν ἡ σύμμετρός τε καὶ εὔκρατος, αἱ λοιπαὶ δὲ πᾶσαι δύσκρατοι, τέτταρες μὲν ἁπλαῖ, μιᾶς ἐν ἑκάστῃ πλεονεκτούσης ποιότητος ἤτοι θερμότητος ἢ ψυχρότητος ἢ ξηρότητος ἢ ὑγρότητος, ἕτεραι δὲ τέτταρες, ἐπειδὰν ἐξ ἑκατέρας ἀντιθέσεως ἡ ἑτέρα κρατήσῃ δύναμις. λέγω δ' ἀντιθέσεις δύο, μίαν μὲν τὴν κατὰ τὸ θερμόν τε καὶ ψυ-
573 χρόν, | ἑτέραν δὲ τὴν κατὰ τὸ ξηρόν τε καὶ ὑγρόν.

Ἐφεξῆς δὲ τούτων ἐπὶ τὰ γνωρίσματα μεταβάντες ὑπὲρ τῆς εὐκράτου φύσεως ἐσκοπούμεθα, διότι πρώτη πασῶν ἥδε καὶ ἀρετῇ καὶ δυνάμει καὶ τάξει νοήσεώς ἐστιν. ἐπεὶ δ' εὔκρατον ἄλλο μὲν ἁπλῶς εὑρίσκεται λεγόμενον ἐν πάσῃ τῇ τῶν ὄντων φύσει, καθ' ἕκαστον δὲ γένος ἄλλο, περὶ πρώτου δεῖν ἐδόκει σκοπεῖσθαι τοῦ κοινῇ κατὰ πάσης φύσεως ἐξεταζομένου. κανὼν δ' ἦν αὐτοῦ καὶ κρίσις ἡ τῶν στοιχείων ἰσομοιρία, δι' ἣν καὶ τὸ τῶν ἐσχάτων ἁπάντων ἀκριβῶς μέσον ἀποτελεσθὲν εὔκρατόν τε καὶ σύμμετρον ὀνομάζεται. τὰ δ' ἄλλα τὰ καθ' ἕκαστον γένος εὔκρατα ταῖς οἰκείαις τῶν σωμάτων ἐνεργείαις τε καὶ χρείαις κρίνεται καὶ διὰ τοῦτο ταὐτὸν σῶμα ζῴου τινὸς ἢ φυτοῦ μέσον μὲν εἶναι

Inscriptio: Γαληνοῦ περὶ κράσεων λόγος δεύτερος LM Γ. π. κρ. δεύτερον T || 1 ὑγρόν τε σ. κ. ξ. MOT ὑγρὸν σ. κ. ξ. L || 2 καὶ ψ. κ. θ. scripsi: κ. θ. κ. ψ. codd. || τούτου LMT τοῦδε O || 3 καί om. O || 7 ἢ ὑγρ. ἢ ξ. T || 8 δ'] δὲ καὶ M || 10 τὸ ὑγρόν τ. κ. ξ. M || 14 ἁπάσῃ L || 15 ἕκαστον] ἕτερον L || τοῦ πρώτου L || 18 τὸ om. LM || ἀκριβῶς om. L || 19 τὸ μέσον L

δύναται τῶν ὁμογενῶν ἁπάντων, τουτέστιν εὔκρατόν τε καὶ σύμμετρον ἐν ἐκείνῳ τῷ γένει, δύσκρατον δ' ἑτέρῳ τινὶ παραβαλλόμενον ἢ φυτῶν ἢ ζῴων ἢ ἀψύχων γένει. | τὸ 574
μὲν γὰρ τοῦ ζῶντος σῶμα τῷ τοῦ νεκροῦ παραβαλλόμενον ὑγρότερόν ἐστι καὶ θερμότερον, οἷον, εἰ τύχοι, λέων ζῶν τεθνεῶτος λέοντος ἢ αὐτὸς ἑαυτοῦ τις ἢ ἕτερος ἑτέρου θερμότερός τ' ἐστὶ καὶ ὑγρότερος, καὶ διὰ τοῦτ' εἴρηται πρὸς τῶν παλαιῶν ὑγρόν τ' εἶναι καὶ θερμὸν τὸ ζῷον, οὐχ ὡς ἢ τῆς ὑγρότητος ἐν αὐτῷ πλεονεκτούσης ἁπλῶς ἢ τῆς θερμότητος· οὕτω [μὲν] γὰρ εὑρεθήσεται πάμπολλα ζῷα ξηρὰ καὶ ψυχρά, καθάπερ ἐμπίδες τε καὶ κώνωπες καὶ μυῖαι καὶ μέλιτται καὶ μύρμηκες· ἀλλ' ὡς τοῖς τεθνεῶσι παραβαλλόμενα. καὶ γὰρ καὶ μέλιττα ζῶσα τεθνεώσης μελίττης ὑγροτέρα τ' ἐστὶ καὶ θερμοτέρα καὶ μύρμηξ μύρμηκος, ἀνθρώπῳ μέντοι παραβαλλόμενα καὶ ἵππῳ καὶ βοὶ καὶ τοῖς ἄλλοις ζῴοις τοῖς ἐναίμοις ἅπαντα τὰ τοιαῦτα ψυχρὰ καὶ ξηρὰ τὴν κρᾶσίν ἐστι. καὶ μὲν δὴ κἂν εἰ πρὸς τὴν ὅλην οὐσίαν ἀποβλέπων ἐξετάζοις, οὐδ' οὕτως ἐκπέπτωκε τοῦ ξηρά τ' εἶναι καὶ ψυχρά. ὥσπερ γὰρ καθ' ἕκαστον γένος, ὅταν ἐξίστηταί τι τῆς μεσότητος, | ἀπὸ τοῦ πλεονεκτοῦντος ὀνομά- 575
ζεται, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς συμπάσης οὐσίας, ὅταν ὑπερβάλλῃ τι τὸ μέσον, οὐκέτ' εὔκρατον, ἀλλ' ἤτοι θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρὸν ὀνομασθήσεται.

Δέδεικται γὰρ δὴ πρόσθεν, ὡς ἄνθρωπός ἐστιν οὐ τῶν ζῴων μόνον ἢ φυτῶν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων εὐκρατότατον. ἐπεὶ δ' ἐκ πολλῶν καὶ διαφερόντων σύγκειται μορίων, εὔδηλον, ὡς τὸ μέσον ἁπάντων τῇ κράσει τοῦτο καὶ ἁπλῶς ἐστιν εὔκρατον. τὸ γὰρ τοῦ μέσου τῇ κράσει

1 τῶν ὁμογενῶν δύναται πάντων L || 3 ἢ ζ. ἢ φ. M || 6 λέοντος τεθνεῶτος O || τις ἑαυτοῦ L || 7 τε add. ante ἐστι LT om. MO || 8 παλαιῶν ἰατρῶν T || τ' om. LOT || 9 ἢ (post ὡς) add. L^2 om. M || 10 μὲν om. O || ψυχρὰ κ. ξ. LOT ξ. κ. ψ. M || 12 τε καὶ μύρμ. T || 13 καὶ (post γὰρ) om. OT || 18 τοῦ ψυχρά τ' εἶναι καὶ ξηρά T || 19 post εἶναι add. ταῦτα O || καὶ καθ' M || 22 τὸ μέσον LMT τῷ μέσῳ O || 23 θ. ἢ ψ. ἢ ὑ. L ψ. ἢ ξ. ἢ ὑ. ἢ θ. M ψ. ἢ ξ. ἢ θ. ἢ ὑ. O ψ. ἢ ξ. ἢ ὑ. ἢ θ. T || ἢ ξηρὸν om. L^1 add. L^2 || 25 τῶν φυτῶν L || 26 διαφόρων T || 28 καὶ om. O || εὔκρατον LMT εὐκρατώτατον O

ζῴου μέσον μόριον ἁπάντων ἁπλῶς εὐκρατότατον ἔσται. ἐδείχθη δὲ τοῦτ᾽ ἐν ἀνθρώπῳ τὸ καλούμενον δέρμα καὶ μάλιστα τοῦ δέρματος τὸ τῶν χειρῶν ἐντός, ὅταν, οἷον ὑπὸ τῆς φύσεως ἀπειργάσθη, τοιοῦτον φυλάττηται. καὶ μὲν δὴ καὶ ὡς οὐ παντὸς ἀνθρώπου τὸ δέρμα μέσον ἁπλῶς ἐστιν ἁπάσης οὐσίας, ἐδείχθη πρόσθεν, ἀλλ᾽ ὅστις ἂν εὐκρατότατος ᾖ· πολλὴν γὰρ εἶναι καὶ αὐτοῖς τοῖς ἀνθρώποις πρὸς
576 ἀλλήλους τὴν διαφοράν. | εὐκρατότατος δ᾽ ἐστίν, ὃς ἂν τῷ μὲν σώματι φαίνηται μέσος ἀκριβῶς ἁπάντων τῶν ἄκρων, ἰσχνότητός τε καὶ παχύτητος, μαλακότητός τε καὶ σκληρότητος, ἔτι δὲ θερμότητός τε καὶ ψυχρότητος. ἔστι γὰρ εὑρεῖν ἁψάμενον ἑκάστου τῶν ἀνθρωπίνων σωμάτων ἢ χρηστὴν καὶ ἀτμώδη θερμασίαν ἢ πυρώδη καὶ δριμεῖαν ἢ τούτων μὲν οὐδετέραν, ἐπικρατοῦσαν δέ τινα ψῦξιν. ἀκούειν δὲ χρὴ ψῦξιν ἐπικρατοῦσαν ὡς ἐν ζῴου σώματι καὶ ταῦτ᾽ ἐναίμου τε καὶ ὑγροῦ ὄντος. τῷ μὲν δὴ σώματι τοιοῦτος ὁ εὐκρατότατος ἄνθρωπος· ὡσαύτως δὲ καὶ τῇ ψυχῇ μέσος ἀκριβῶς ἐστι θρασύτητός τε καὶ δειλίας, μελλησμοῦ τε καὶ προπετείας, ἐλέου τε καὶ φθόνου. εἴη δ᾽ ἂν ὁ τοιοῦτος εὔθυμος, φιλόστοργος, φιλάνθρωπος, συνετός.

Ἐκ τούτων μὲν οὖν ὁ εὐκρατότατος ἄνθρωπος γνωρίζεται πρώτως καὶ μάλιστα· προσέρχεται δ᾽ αὐτοῖς οὐκ ὀλίγα τῶν ἐξ ἀνάγκης ἑπομένων· καὶ γὰρ ἐσθίει καὶ πίνει συμμέτρως

---

1 *μόριον μέσον* L ‖ *ἁπλ. εὐκρ. ἔσται* LMT *ἐστὶν ἁπλ. εὐκρ.* O ‖ 3 post *ἐντός* add. *τὸ καλούμενον θέναρ* M ‖ *ὅταν* LMT *εἰ* O *ἐὰν* et *ἣν* O^2 in marg. ‖ 4 *ἀπειργάσθη* LM *ἀπεργασθῇ* O ‖ 6 *ἐδείχθη* L *ἐλέγχθη* M *ἐλέχθη* OT ‖ 7 *ᾖ*] *ἐστίν* L ‖ 8 verba *εὐκρατότατος* usque ad *ψυχρότητος* excerps. Orib. XXI 5, 1 ‖ 9 *φανεῖται* L ‖ *ἁπάντων* LMT om. O ‖ 10 *ἰσχνότατος* L^1 ‖ *τε* om. M ‖ *παχύτατος* L^1 ‖ *καὶ μαλακ. καὶ σκλ.* T Orib. ‖ 11 post *ψυχρότητος* add. Orib. *καὶ ὑγρότητος καὶ ξηρότητος* ‖ 12 *ἑκάστου* om. L ‖ *ἀνθρωπείων* M ‖ 13 *ἢ ἀτμώδη* L ‖ 15 *ταῦτ᾽*] *τούτου* T ‖ 16 *μὲν οὖν δὴ* O ‖ 17 *εὐκρατότατος* LM *εὔκρατος* OT ‖ verba *μέσος ἀκριβῶς — συνετός* excerps. Orib. XXI 5, 3 ‖ 18 *καὶ μελλ. κ. προπ.* M ‖ 19 *ἐλέου τὲ καὶ φθόνου μελλ. τ. κ. προπ.* L inverso ordine ‖ *δ᾽* om. LTM ‖ *ἂν*] *ἂν οὖν* M ‖ 21 *μὲν οὖν* L *μὲν* MOT ‖ 22 *συνέρχεται* L ‖ 23 verba *ἐσθίει καὶ — δ᾽ ἔμπαλιν* excerps. Orib. XXI 5, 4 ‖ *τε καὶ πίνει* MT ‖ *συμμέτρως* LMT *σύμμετρα* O

καὶ πέττει καλῶς τὰς τροφὰς οὐκ ἐν γαστρὶ μόνον, ἀλλὰ κἀν ταῖς φλεψὶ καὶ καθ᾽ ὅλην τὴν | ἕξιν τοῦ σώματος ἁπά- 577
σας τε συνελόντι φάναι τάς τε φυσικὰς καλουμένας ἐνεργείας καὶ τὰς ψυχικὰς ἀμέμπτους ἔχει. καὶ γὰρ καὶ ταῖς αἰσθήσεσιν ἄριστα διάκειται καὶ ταῖς τῶν κώλων κινήσεσιν εὔχρους τ᾽ ἐστὶ καὶ εὔπνους ἀεὶ καὶ μέσος ὑπνώδους τε καὶ ἀγρύπνου καὶ ψιλοῦ τριχῶν καὶ δασέος καὶ μέλανος τὴν χρόαν καὶ λευκοῦ καὶ τρίχας ἔχει παῖς μὲν ὢν πυρροτέρας μᾶλλον ἢ μελαντέρας, ἀκμάζων δ᾽ ἔμπαλιν.

Cap. II. Ἐπεὶ δὲ καὶ τῆς κατὰ τὰς ἡλικίας αὐτοῦ διαφορᾶς ἐπεμνήσθημεν, οὐδὲν ἂν εἴη χεῖρον ἤδη τι καὶ περὶ τούτων εἰπεῖν. ἐβουλόμην μὲν οὖν πρότερον ἑκάστου τῶν εἰρημένων γνωρισμάτων ἐπελθεῖν τὰς αἰτίας, ἀλλ᾽ ἐπεὶ πρὸς τὰ παρόντα μᾶλλον ἡ περὶ τῶν ἡλικιῶν ἐπείγει σκέψις εὐπορωτέρους θ᾽ ἡμᾶς πρὸς τὴν τῶν αἰτιῶν εὕρεσιν ἀπεργάζεται, πρώτην ταύτην ἐνστησόμεθα.

Νοήσωμεν οὖν ἄρτι διαπλαττόμενον ἐν ταῖς μήτραις τῶν κυουσῶν τὸ ζῷον, ἵνα γνῶμεν, ὅπως ὑγρότατόν τ᾽ ἐστὶ καὶ θερμότατον. ἡ μὲν γὰρ πρώτη | σύστασις ἐξ αἵματος αὐτῷ 578
καὶ σπέρματος, ὑγρῶν καὶ θερμῶν χρημάτων. ἀεὶ δὲ καὶ μᾶλλον τούτων ξηρῶν γιγνομένων ὑμένες μὲν πρῶτα διαπλάττονται καὶ χιτῶνες καὶ σπλάγχνα καὶ ἀγγεῖα, τελευταῖα δ᾽ ὀστᾶ καὶ χόνδροι καὶ ὄνυχες πηγνυμένης ἀποτελοῦνται τῆς οὐσίας· πρὶν γὰρ ἤτοι δύνασθαι τείνεσθαι τὴν ὑποβεβλημένην οὐσίαν ἢ πήγνυσθαι, τῶν εἰρημένων οὐδὲν

---

2 *κἀν*] *καὶ ἐν* MT Orib. ‖ 3 *φυσ. καλ.* LMT *καλ. φυσ.* O *καλ.* om. Orib. ‖ 4 *ἀμέμπτως* Orib. ‖ *αὐταῖς* add. ante *ταῖς* L ‖ 6 *ἐστὶ* om. L ‖ *ἔμπνους* LM ‖ 8 *χροιὰν* M ‖ 10 *ἐπειδὴ* M ‖ *καὶ* om. M ‖ 12 post *οὖν* add. *εἰπεῖν* L, etsi sequitur *ἐπελθεῖν* ‖ 13 *ἐπειδὴ* M ‖ *καὶ πρὸς* LT ‖ 14 *περὶ* om. M ‖ 15 *εὐπορωτέρους* LM *εὐπορώτερον* T *εὐπορωτάτους* O ‖ 16 *πρώτην ταύτην* LMT *ταύτην νῦν* O ‖ *ἐνστησώμεθα* T ‖ 17 verba *ἄρτι διαπλ.* usque ad *χρημάτων* excerps. Orib. XXI 3, 1 ‖ 18 *κυουσῶν* L Orib. *τικτουσῶν* MOT ‖ *ὑγρότητός τε καὶ θερμότητος ἔχει* L^1 *ὑγρότατόν τε καὶ θερμότατόν ἐστι* L^2 ‖ *τ᾽* om. O ‖ 19 *αὐτῶν* M *αὐτοῦ* Orib. ‖ 20 *χρημάτων*] *ὄντων* T ‖ 21 *πρῶτα* LM *πρῶτον* OT ‖ 22 *χιτῶνες πηγνυμένης τῆς οὐσίας ἀποτελοῦνται καὶ σπλάγχνα κ. ἀ.* M ‖ *τελευταῖον* T ‖ *καὶ χ. κ. ὄν.* LM *κ. ὀ. κ. χ.* O

ἐγχωρεῖ γενέσθαι. χιτῶνες μὲν οὖν καὶ ὑμένες ἀρτηρίαι τε καὶ φλέβες καὶ νεῦρα τεινομένης αὐτῆς, ὀστᾶ δὲ καὶ χόνδροι καὶ ὄνυχες καὶ ὁπλαὶ καὶ πλῆκτρα πηγνυμένης ἀποτελοῦνται· τελειωθέντων δ' οὕτως ἐν τῇ κυούσῃ τίκτεται μὲν ἐφεξῆς, ἔτι δ' ὑγρὸν ἐσχάτως ἐστὶν ὥσπερ βρύον, οὐκ ἀγγείοις μόνον καὶ σπλάγχνοις καὶ σαρξίν, ἀλλὰ καὶ τοῖς ὀστοῖς αὐτοῖς, ἃ δὴ ξηρότατα τῶν ἐν ἡμῖν ὑπάρχει μορίων. ἀλλ' ὅμως καὶ ταῦτα καὶ ὅλα σὺν αὐτοῖς τὰ κῶλα διαπλάττουσιν αἱ τροφοὶ τῶν βρεφῶν ὥσπερ κήρινα. τοσαύτη τις ὑγρότης ἐστὶν ἐν ἅπαντι τῷ σώματι τῶν βρεφῶν.

579 Ἀλλὰ καὶ νέον ἱερεῖον | εἴτ' οὖν ἐσθίειν ἐθέλοις εἴτ' ἀνατεμὼν σκοπεῖσθαι, μυξώδη μὲν καὶ πλαδαρὰν εὑρήσεις τὴν σάρκα, τὸ δ' ὀστῶδες γένος ἅπαν ἄρτι πηγνυμένῳ τυρῷ ἐμφερές, ὥστε μηδὲ φαγεῖν ἡδέα δι' ὑπερβάλλουσαν ὑγρότητα τῶν νεογενῶν ζῴων εἶναι τὰ σώματα καὶ μάλιστά γε τοῦτο πέπονθε τὰ ὕεια καὶ τὰ προβάτεια, διότι καὶ μάλιστ' ἐστὶν ὑγρότατα· τὰ δ' αἴγεια, διότι ξηρότερα, βελτίω τ' ἐστὶ καὶ ἡδίω φαγεῖν. ἔμπαλιν δὲ τοῖς νέοις ἱερείοις τὰ γεγηρακότα ξηρὰ μὲν ἱκανῶς καὶ ἄνικμα καὶ ἄχυμα τά τ' ὀστᾶ σύμπαντα καὶ τοὺς συνδέσμους αὐτῶν ἔχει, νευρώδη δὲ καὶ σκληρὰν τὴν σάρκα καὶ τὰς ἀρτηρίας καὶ τὰς φλέβας καὶ τὰ νεῦρα δίκην ἱμάντων ἀηδῆ τε καὶ ἄχυμα. τὰ δ' ἐν τῷ μέσῳ τούτων καὶ τῶν ἄρτι γεγενημένων, ὅσα μὲν ἤδη προ-

---

2 κ. φλ. κ. ν. LMT κ. ν. κ. φλ. O ‖ 3 ὁπλαὶ om. L^{1}MT add. L^2 deleto σπλάγχνα vocabulo ‖ πλῆκτρα T σπλάγχνα MO ‖ ἀποτελοῦνται L^{1}O ἀποτελεῖται L^{2}MT ‖ 4 verba τελειωθέντων — μορίων excerps. Orib. XXI 3, 2 ‖ ἐν τῇ κυούσῃ L^{2}MT ἐν τ. κυήσει L^{1}O (post ἐφεξῆς colloc.) ‖ 5 ἔμβρυον M ‖ 6 τοῖς ὀστοῖς αὐτοῖς MT Orib. αὐ. τ. ὀστ. O ὀστοῖς L (om. αὐτοῖς τοῖς) ‖ 7 ξηρότερα L ‖ 10 βρεφῶν LMT παιδίων O ‖ 11 καὶ M καὶ εἰ LOT ‖ εἴτ' οὖν LMT εἴτ' O ‖ ἐθέλεις M ‖ 12 ἀνατέμνων M ἀνατεμεῖν L^1 ‖ 15 νεογενῶν LM νεογνῶν O ‖ 17 ὑγρότατα L^{1}MT ὑγρότερα L^{2}O ‖ ξηρότατα MT ‖ 18 verba τὰ γεγηρακότα — ἱμάντων excerps. Orib. XXI 3, 3 ‖ 20 σύμπαντας add. ante συνδέσμους LOT om. M ‖ 21 σκληρὰν post σάρκα colloc. M ‖ 22 post νεῦρα add. διὰ τὴν ἡλικίαν L^{2}OT δ. τὰς ἡλικίας M om. L^1 Orib. ‖ τε om. O ‖ verba τὰ δ' ἐν τῷ μέσῳ usque ad ἐξαπατηθέντες excerps. Orib. XXI 3, 4 ‖ 23 τούτων τε καὶ M

βέβηκε ταῖς ἡλικίαις, ὅσον ἀπολείπεται τοῦ γήρως, τοσοῦτον καὶ τῆς ἐσχάτης ξηρότητος· ὅσα δὲ νεώτερα καὶ ἔτ' αὐξανόμενα, τοσοῦτον καὶ ταῦτα τῆς τῶν ἐμβρύων ὑγρότητος ἀποκεχώρηκεν, ὅσον καὶ | ταῖς ἡλικίαις προελήλυθεν. ἡ δ' ἀκμὴ 580
μάλιστα πάντων τῶν ζῴων ἐν τῷ μέσῳ καθέστηκε τῶν ἀκροτήτων οὔτ' εἰς ἔσχατον ἥκουσα ξηρότητος, ὡς τὸ γῆρας, οὔτ' ἐν ὑγρότητι καὶ πλάδῳ πολλῷ καθεστῶσα, καθάπερ ἡ τῶν βρεφῶν ἡλικία.

Τί δὴ οὖν ἔνιοι τῶν ἐλλογίμων ἰατρῶν ὑγρὸν ἀποφαίνονται τὸ γῆρας; ἢ δηλονότι τῷ πλήθει τῶν περιττωμάτων ἐξαπατηθέντες; οἵ τε γὰρ ὀφθαλμοὶ δακρύουσιν αὐτοῖς αἵ τε ῥῖνες ἀναπίμπλανται κορύζης ἔν τε τῷ στόματι σιέλων πλῆθος ἀθροίζεται, ἀλλὰ καὶ βήττουσι καὶ ἀναπτύουσι φλέγμα, δηλοῦντες ἄρα καὶ τὸν πνεύμονα μεστὸν εἶναι τοῦ τοιούτου χυμοῦ· καὶ ἡ γαστὴρ δ' αὐτοῖς πεπλήρωται φλέγματος ἕκαστόν τε τῶν ἄρθρων ὑπόμυξον. ἀλλ' οὐδὲν τούτων ἐναντιοῦται τῷ ξηρὰ τῶν γερόντων εἶναι τὰ σώματα. τὰ μὲν γὰρ νεῦρα καὶ τὰς ἀρτηρίας καὶ τὰς φλέβας καὶ τοὺς ὑμένας καὶ τοὺς χιτῶνας ἁπάντων τῶν ὀργάνων ξηρότερα μὲν εὑρήσεις τῶν πρόσθεν πολύ, περιπεπλασμένον δ' αὐτοῖς ἔνδοθέν τε καὶ ἔξωθεν ἤτοι φλεγματώδη τινὰ χυμὸν ἢ
| ὑγρότητα μυξώδη. ἀλλὰ τοσούτου δεῖ τὰ τοιαῦτα σύμπαντα 581
γνωρίσματα τὸ γῆρας ὑγρὸν ἀποφαίνειν, ὥστε καὶ μαρτυρεῖν μοι δοκεῖ τῇ ξηρότητι. δι' αὐτὸ γάρ τοι τοῦτο ξηρότερον ἕκαστον γίγνεται τῶν μορίων, ὅτι μηκέθ' ὁμοίως τρέφεται νῦν ὑπ' ἀρρωστίας τοῦ θερμοῦ. πλῆθος μὲν γὰρ ἔξωθεν αὐτὸ περιττωμάτων ὑγρῶν ἐπικλύζει, τὸ βάθος δ' αὐτὸ τοῦ σώματος ἑκάστου ξηρόν ἐστι μήθ' ἕλκειν εἴσω τὴν τροφὴν

---

1 τοσούτῳ T ‖ 2 τε καὶ ἔτ' M ‖ ἀποκεχώρηκεν LMT ἀπεχώρησεν O ‖ 5 ἀκροτήτων L^2 ἀκροτάτων L^{1}M ‖ 9 τί δ' οὖν T ‖ ἀποφαίνονται LMT ἀπεφήναντο O ‖ 11 ἐξαπατηθέντες LMT ἀπατ. O ‖ 12 σιέλων L σιάλου M σιέλου OT ‖ 14 αὐτὸν τὸν πν. L ‖ τοῦ add. L om. MO ‖ 16 τούτων om. T ‖ 17 γερόντων LM γηρώντων O ‖ τ. γ. εἶ. τὰ σ. L τὰ τ. γ. εἶ. σ. MOT ‖ 19 ξηροτέρους M ὑγροτέρους L ‖ 22 δεῖται L τοσούτω δέδεικται M ‖ 24 verba δι' αὐτὸ — θερμοῦ excerps. Orib. XXI 3, 6 ‖ τοῦθ' ἕκ. τῶν ξ. γίνεται O ‖ 26 post νῦν add. ἀλλ' MT, in L vocabulum erasum est ‖ 27 αὐτὰ T αὐτὰ LM αὐτοῦ O

δυναμένου μήτ' ἀπαλαύειν ἱκανῶς. ὑγρὸς οὖν ὁ γέρων ἐστίν, οὐ τοῖς οἰκείοις μορίοις, ἀλλὰ τοῖς περιττώμασι, καὶ ξηρός, οὐ τοῖς περιττώμασιν, ἀλλὰ τοῖς μορίοις αὐτοῖς, ὥστ' ἄλλῳ μὲν ὑγρός, ἄλλῳ δὲ ξηρός. ἀλλ' οὐχ ὑπὲρ τῶν περιττωμάτων αὐτοῦ νῦν ὁ λόγος ἀλλὰ τῶν οἰκείων μορίων ἐστίν, ὧν αἱ κατὰ φύσιν ἐνέργειαι συμπληροῦσι τὴν ζωήν. τούτοις οὖν ξηρός ἐστιν ὁ γέρων, οἷς ὁ παῖς ἦν ὑγρός, αὐτοῖς τοῖς στερεοῖς μέρεσι τοῦ σώματος, ὀστοῖς καὶ συνδέσμοις καὶ ὑμέσι καὶ ἀρτηρίαις καὶ φλεψὶ καὶ νεύροις καὶ χιτῶσι καὶ σαρξί, καὶ καλῶς Ἀριστοτέλης εἰκάζει τὸ γῆρας αὐαινομένῳ 582 *φυτῷ. καὶ γὰρ οὖν καὶ τὰ | φυτά, νέα μὲν ὄντα, μαλακά τ' ἐστὶ καὶ ὑγρά, γηρῶντα δ' ἀεὶ καὶ μᾶλλον φαίνεται ξηραινόμενα καὶ τελευτῶντα τελέως ἀποξηραίνεται καὶ τοῦτ' ἔστιν αὐτοῖς ὁ θάνατος.*

Ὅτι μὲν δὴ ξηρότατον ὡς ἐν ἡλικίαις τὸ γῆρας, ἐκ τῶν εἰρημένων εὔδηλον· ὅτι δὲ καὶ ψυχρότατόν ἐστιν, ἔτ' ἐναργέστερον, ὥστ' οὐδ' ἠμφισβήτησεν οὐδεὶς ὑπέρ γε τούτου. καὶ γὰρ ἁπτομένοις οἱ γέροντες ψυχροὶ φαίνονται καὶ ῥᾳδίως ἀποψύχονται καὶ μελαίνονται καὶ πελιδνοῦνται καὶ τοῖς ψυχροῖς ἑτοίμως ἁλίσκονται νοσήμασιν, ἀποπληξίαις, παραλύσεσι, νάρκαις, τρόμοις, σπασμοῖς, κορύζαις, βράγχοις. ἀπόλωλε δ' αὐτῶν ὀλίγου δεῖν ἅπαν τὸ αἷμα καὶ διὰ τοῦτο συναπόλωλεν ἡ τῆς χρόας ἐρυθρότης. ἀλλὰ καὶ πέψις αὐτοῖς καὶ ἀνάδοσις ἐξαιμάτωσίς τε καὶ πρόσθεσις καὶ θρέψις ὄρεξίς τε καὶ κίνησις καὶ αἴσθησις ἀμυδρὰ πάντα καὶ κακῶς διακείμενα. καὶ τί γὰρ ἄλλ' ἢ ὁδὸς ἐπὶ θάνατόν ἐστι τὸ γῆ-

---

1 verba *ὑγρὸς οὖν — ζωὴν* excerps. Orib. l. l. 7 ‖ 3 *τοῖς οἰκείοις μορίοις* L ‖ *ἄλλο μὲν ὑγρὸς ἄλλο δὲ ξηρός* L *ἄλλῳ μ. ξ. ἄ. δὲ ὑ.* O ‖ 4 *οὐχ ὑπὲρ* M Orib. *οὐχὶ περὶ* LT *οὐ περὶ* O ‖ 5 *αὐτοῦ* LM Orib. *αὐτῷ* O[1] *αὐτοῦ* O[1] ‖ 8 *μορίοις* L ‖ *ὑμέσι κ. συνδ.* O ‖ 10 *καλῶς* LMT *δικαίως* O ‖ *μαραινομένῳ* LT ‖ 13 *καὶ τελευτ.* LMT *τελ. δὲ* O ‖ *τελείως* M ‖ 14 post *θάνατος* add. *ἡ ξηρότης* L ‖ 15 verba *ὅτι μὲν — τοῖς ἰατροῖς* excerps. Orib. XXI 8, 8 ‖ *δὴ* LMT *οὖν* O ‖ *ἐκ τῶν εἰρ.* om. L ‖ 21 *βράγχοις* LMO[2] *βρόγχοις* O[1] ‖ 22 *αὐτοῖς* L ‖ 23 *ἡ] καὶ ἡ* O ‖ *χροιᾶς* M Orib. ‖ 24 *θρέψις καὶ πρόσθ.* T *καὶ πρόσθ.* om. Orib. ‖ 25 *αἴσθησις κ. κίνησις* O

ρας; ὥστ' εἴπερ ὁ θάνατος σβέσις ἐστὶ τῆς ἐμφύτου θερμασίας, εἴη ἂν καὶ τὸ γῆρας οἷον μαρασμός τις αὐτῆς.

Οὐ μὴν περί γε τῆς τῶν | παίδων ἡλικίας καὶ τῆς τῶν 583 *ἀκμαζόντων οὔθ' ὡμολόγηταί τι τοῖς ἰατροῖς οὔτε κρῖναι τὴν διαφωνίαν αὐτῶν εὐπετές. πιθανοὶ γὰρ ἑκατέρων οἱ λόγοι τῶν τε τοὺς παῖδας ἀποφαινόντων θερμοτέρους εἶναι τῶν ἀκμαζόντων καὶ τῶν ἔμπαλιν τούτοις τοὺς ἀκμάζοντας τῶν παίδων. οἱ μὲν γὰρ ὅτι θερμότατος ἁπάντων ἐστὶ τῶν ἐν τῷ ζῴῳ κατὰ φύσιν ὑπαρχόντων ὁ τοῦ αἵματος χυμός, εἶθ' ὅτι τὰ κυούμενα τὸ μὲν πρῶτον ὀλίγου δεῖν αἷμα μόνον ἐστίν, ὕστερον δὲ διαπλαττομένων ἤδη τῶν μορίων τὸ μὲν ὀστοῦν γίγνεται, τὸ δ' ἀρτηρία, τὸ δὲ φλέψ, τὸ δ' ἄλλο τι, πάντα μὴν ἐρυθρὰ καὶ πλεῖστον αἵματος εἰλικρινεστάτου τε καὶ θερμοτάτου μετέχοντα, συλλογίζονται θερμότατον εἶναι τὸ κυούμενον· εἰ δὲ τοῦτο, καὶ τοὺς παῖδας ὅσῳπερ ἐγγυτέρω τοῖς κυουμένοις, θερμοτέρους εἶναι τῶν ἀκμαζόντων. οἱ δ', ὅτι πολὺ μὲν κἀν τοῖς ἀκμάζουσι τὸ αἷμα καὶ πλέον ἢ ἐν τοῖς παισίν, ὥστε διὰ τοῦτο συνεχῶς αἱμορραγεῖν, ἀλλὰ καὶ ὁ τῆς ξανθῆς χολῆς χυμὸς | αἵματος πολὺ θερμότερος* 584 *ὑπάρχων πλεῖστος αὐτοῖς ἐστι, διὰ τοῦτο θερμοτέρους ἀποφαίνουσι τῶν παίδων τοὺς ἀκμάζοντας.*

Αὖθις δ' ἀπὸ τῶν ἐνεργειῶν οἱ μὲν ὅτι καὶ αὐξάνονται καὶ πλειόνων ἢ κατὰ τὴν ἀναλογίαν τοῦ σώματος ὀρέγονταί τε καὶ κρατοῦσιν ἐδεσμάτων, ἰσχυρὰν ἐν τοῖς παισὶν εἶναί φασι τὴν θερμασίαν· οἱ δὲ τὸ μὲν αὐξάνεσθαι διὰ τὴν ὑγρότητα μᾶλλον ἢ τὴν τοῦ θερμοῦ ῥώμην ὑπάρχειν αὐτοῖς φασι, ταῖς μέντοι πέψεσιν οὐχ ὅπως πλεονεκτεῖν ἀλλὰ καὶ πολὺ τῶν ἀκμαζόντων ἀπολείπεσθαι. ἐμέτους τε γὰρ ἀπέπτων αὐτοῖς γίγνεσθαι σιτίων καὶ διαχωρήσεις ὑγρῶν καὶ

---

1 *θερμότητος* T ‖ 2 *αὐτῆς] αὐτοῖς* L ‖ 3 *τῆς* post *καὶ* om. O ‖ 4 *τι* om. O ‖ 6 *ἀποφαινόντων* LMT *ἀποφηνάντων* O ‖ 7 *τούτοις* om. M Orib. ‖ 8 *θερμότατος* LMT *θερμότατον* O ‖ 10 *ὅτι καὶ* MOT ‖ 13 *μὴν* T *μὲν* cett. ‖ 14 *θερμότερον* L[1] ‖ 15 *ὅσῳπερ εἰσὶν* T ‖ 16 *θερμότεροί εἰσι* M *εἰσὶ θερμοτέρους* L[1] *εἰσὶ θερμότεροι* L[2] *θερμοτέρους φασὶ (εἶναι* om.) T ‖ 17 *πλέον γε* LT ‖ 18 *συνεχῶς διὰ τοῦθ'* O ‖ 19 *θερμοτατος* L[1] *θερμότερος* L[2] ‖ 20 *καὶ διὰ τ.* O *διὸ* M ‖ 27 *οὐχ ὅπως] οὐδ' ὅλως* L[2] *οὐχ οὕτως* T *οὐχ ἁπλῶς* M ‖ 29 *αὐτοῖς* L[2] *αὐτῶν* M ‖ *τῶν σιτίων* O

τραχέων καὶ ἀχυμώτων. εἰ δ' ὀρέγονται πλειόνων, οὐδὲν εἶναι τοῦτό φασι πρὸς τὴν ῥώμην τοῦ θερμοῦ. πρῶτον μὲν γὰρ οὐδὲ πλεονεξίᾳ θερμότητος ὀρέγεσθαι τὰ ζῷα, τοὐναντίον [δ'] ἅπαν ἀποψυχομένων τῶν ὀρεκτικῶν μορίων· ἔπειτα δὲ διότι μὴ μόνον εἰς θρέψιν ἀλλὰ καὶ εἰς αὔξησιν αὐτοῖς ἡ τροφὴ διοικεῖται, διὰ τοῦτο πλειόνων ἐδεσμάτων προσδεῖ-
585 σθαι. κατὰ μέντοι τὰς ἄλλας ἁπάσας ἐνεργείας | καὶ πάνυ σαφῶς ἀπολείπεσθαι τοὺς παῖδας τῶν ἀκμαζόντων. οὔτε γὰρ βαδίζειν οὔτε θεῖν οὔτε βαστάζειν οὔθ' ὅλως οὐδὲν τῶν πρακτικῶν ἐνεργειῶν ὁμοίως ἐπιτελεῖν, ἀλλὰ καὶ τὰς αἰσθήσεις καὶ τὰς νοήσεις ἐν τοῖς ἀκμάζουσί φασιν εἰς ἄκρον ἥκειν ἀρετῆς. ὅλως δὲ τὸ μὲν ἀτελὲς ἔτι, τὸ δ' ἤδη τέλειον εἶναι ζῷον. ἐν δὲ τοῖς τελείοις εὔλογόν φασι τὸ πρακτικώτατόν τε καὶ ἀρχικώτατον τῶν στοιχείων ἐπικρατεῖν. ἀλλὰ καὶ τοὺς ὕπνους πλείστους μὲν ἐν τοῖς παισὶν ἰδεῖν ἔστι γιγνομένους, ἐλαχίστους δ' ἐν τοῖς ἀκμάζουσι. καίτοι τούτους γε, φασίν, οὐδὲ μανεὶς ἄν τις ἑτέρως ἡγήσαιτο γίγνεσθαι ἢ τοῦ θερμοῦ νικηθέντος πως καὶ βαρυνθέντος ὑπὸ πλήθους ὑγρότητος, ὡς ἔκ τε τῶν οἰνωθέντων ἔστιν ἰδεῖν ἔτι τε τῶν πλείω λουσαμένων. οὕτω δὲ καὶ μήκων ὑπνοποιός ἐστι καὶ μανδραγόρας καὶ θριδακίνη καὶ πάνθ' ὅσα τὴν κρᾶσιν ὑγρότερα καὶ ψυχρότερα.

Τοιαῦται μέν τινες αἱ ἑκατέρωθεν ἀμφισβητήσεις εἰσὶ
586 περὶ τῶν προκειμένων ἡλικιῶν τῆς κρά|σεως. ἁπάσας γὰρ αὐτὰς ἐπεξέρχεσθαι περιττὸν εἶναί μοι δοκεῖ τοῦ τύπου τῶν ἐπιχειρημάτων ἤδη σαφῶς κἀξ ὧν εἰρήκαμεν ἐγνωσμένου. πόρρωθεν γὰρ ἑκάτεροι καὶ σχεδὸν ἀπὸ τῶν δευτέρων τὰ πρότερα συλλογίζονται καὶ ὥσπερ εἰδότων ἤδη τῶν ἀκροατῶν,

1 post ἀχυμώτων add. αὐτῶν MOT ‖ εἰ δέ γε M ‖ 4 ante μορίων add. τοῦ ζῴου L ‖ 7 κατὰ LM καὶ O ‖ ταῖς ἄλλαις ἐνεργείαις ἁπάσαις O ‖ ἐν. ἁπάσας M ‖ 9 οὐδὲν LMT om. O^{1} τι add. O^{2} ‖ 10 ἐνεργειῶν] ἔργων M ‖ 11 φασιν om. M ‖ 12 ἔτι] ἔστι $LO^{1}T$ ‖ 13 φασὶν post στοιχείων colloc. O ‖ 14 φασὶν ἐπικρατεῖν τὸ πρ. τ. κ. ἀρχ. L ‖ 16 δ' ἐν LM δὲ OT ‖ 17 γε τούτους L ‖ ἑτέρως add. L^{2} ‖ 18 βαρηθέντος L ‖ 20 δὲ] δὴ T ‖ 23 αἱ om. LOT ‖ 24 τῆς κρ. τ. πρ. ἡλ. L ‖ 25 ἐξέρχεσθαι L ἐπέρχεσθαι T ‖ 26 σαφῶς ἤδη O ‖ 28 τὰ πρῶτα LT ‖ καὶ om. $LO^{1}T$ ὥσπερ δὲ M ὥσ. γὰρ T

ὅπως μὲν αὔξησις, ὅπως δὲ πέψις, ὅπως δὲ θρέψις γίγνεται, ποιοῦνται τὸν λόγον. ὡσαύτως δ' ὑπὲρ αἰσθήσεως καὶ νοήσεως καὶ πρακτικῶν καὶ φυσικῶν ἐνεργειῶν διέρχονται καὶ γενέσεως ὕπνου μνημονεύουσι καὶ σιτίων φύσεως, ὧν οὐδὲν ἁπλῶς ἐστι καὶ ῥᾳδίως γνωστόν, ἀλλὰ παμπόλλης μὲν τῆς ζητήσεως δεόμενον, ἴσως δ' οὐδ' εὑρεθῆναι δυνάμενον, εἰ μὴ πρότερόν τις εἰδείη γνωρίζειν ὑγρὰν καὶ ξηρὰν καὶ ψυχρὰν καὶ θερμὴν κρᾶσιν. ὅ τι γὰρ ἂν ἐκείνων ὡς γιγνώσκοντες ἤδη λέγωσιν, εἰ ἀναγκάσειέ τις αὐτοὺς ἀποδεικνύναι, πάντως δεήσονται τοῦ περὶ κράσεων λόγου τοῦ νῦν ἡμῖν ἐνεστῶτος. ὥστε δι' ἀλλήλων καὶ ἐξ ἀλλήλων αὐτοῖς γίγνεσθαι τὰς ἀποδείξεις, ἐκ μὲν τῶν νῦν ζητουμένων, ὡς ἤδη
γιγνωσκο|μένων, ἐπειδὰν ὑπὲρ τῶν ἐνεργειῶν διαλέγωνται 587
καὶ τὴν τῶν ἐδεσμάτων τε καὶ φαρμάκων ἐξευρίσκωσι δύναμιν ὕπνων τε πέρι καὶ τῶν ἄλλων τῶν τοιούτων ἐπισκέπτωνται. πάλιν δ' αὖ τὰ νῦν ἐνεστῶτα δι' ἐκείνων ὡς ἤδη προεγνωσμένων ἀποδεικνύουσιν. ἐγὼ δ' οὐκ ἐπαινῶ τὰς τοιαύτας ἀποδείξεις, ἀλλ', εἰ χρὴ τἀληθὲς εἰπεῖν, οὐδ' ἀποδείξεις εἶναι νομίζω, καθάπερ ἐπὶ πλέον δι' ἑτέρων ἐδήλωσα, καὶ βέλτιον εἶναί φημι κατὰ πᾶσαν διδασκαλίαν ὁρίσασθαι τὴν τάξιν τῶν νοημάτων.

Εἴπερ οὖν ἀρχὴ μὲν ἁπάσης ἐστὶ τῆς περὶ τῶν κράσεων πραγματείας ἡ περὶ τῶν στοιχείων ἐπίσκεψις, εἴτ' ἀπαθῆ καὶ ἀμετάβλητα τελέως ἐστὶν εἴτ' ἀλλοιοῦσθαί τε καὶ μεταβάλλεσθαι δυνάμενα, μετὰ δὲ τὴν ἐκείνων ἐπιστήμην ἐφεξῆς ἐστι δεύτερος ὁ νῦν ἡμῖν ἐνεστηκὼς λόγος, οὐ χρὴ λαμβά-

1 θρέψις ὅπως δὲ πέψις M ‖ 2 ποιοῦνται L^{1} superscr. ποιοῦντες L^{2} ‖ 2 νοήσεως LMT Corn. κινήσεως O ‖ 5 γνωστόν LMT γνώριμον O ‖ 8 θερμ. κ. ψ. LOT θ. κ. ψ. κ. ξ. M, verborum ordinem restitui. ‖ 9 εἰ om. $L^{1}MO$ add. L^{2} ‖ ἀναγκάζει (-ζῃ O) δὲ TLO ἀναγκάζειν (τις om.) M ἀναγκάσειε O^{2} in marg. ‖ 10 τῆς κράσεως M ‖ 11 καὶ] τε καὶ M ‖ 13 ὑπέρ τε M ‖ 15 ὕπνων LM ὕπνου OT ‖ περὶ post τε add. LT post καὶ M om. O ‖ 17 ἀποδεικνύωσιν LT ‖ 19 καθότι καὶ δι' ἑτέρων ἐπὶ πλεῖον ἐδ. M καθάπερ καὶ δι' ἑ. ἐπὶ πλ. ἐδ. T ‖ 20 διορίζεσθαι L ὁρίσθαι M ‖ 21 νοημάτων OT ὀνομάτων LM ‖ 22 ἐστιν ἁπάσης O ‖ περὶ τὰς κράσεις L εἰς τὰς κράσεις T π. τὰς κρίσεις M π. κράσεων O ‖ 25 ἐπιστήμην] ἐπίσκεψιν L

νειν αὐτῶν τὰς πίστεις ἐκ τῶν μηδέπω γιγνωσκομένων, ἀλλ' ὥσπερ ὀρθόν τ' ἐστι καὶ δίκαιον, ἤ τι τῶν ἐναργῶν εἶναι προσήκει τὸ ληφθησόμενον εἰς τὴν ἀπόδειξιν ἤ τι τῶν
588 προαποδεδειγμένων. οὔτ' οὖν ὕπνου γενέσεως μη|μονευτέον οὔτε πέψεως οὔτ' αὐξήσεως οὔτ' ἄλλου τῶν τοιούτων οὐδενός, ἀλλ' ἀπὸ μόνης καὶ ψιλῆς τῆς οὐσίας τῶν ὑποκειμένων πραγμάτων ἡ ζήτησις γιγνέσθω, καθάπερ καὶ διὰ τοῦ πρώτου λόγου πεποιήμεθα.

Διελόμενοι γάρ, ὡς ἕτερον μέν ἐστι τὸ κατ' ἐνέργειαν, ἕτερον δὲ τὸ κατὰ δύναμιν, ὑπὲρ τοῦ κατ' ἐνέργειαν ὄντος ἤδη θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὸν λόγον ἔφαμεν χρῆναι ποιήσασθαι πρότερον, ἔπειθ' οὕτως ἐπὶ τὰ κατὰ δύναμιν ἀφικέσθαι. πρόχειρος δ' ἐστὶ πᾶσι καὶ γνώριμος ἡ τῶν κατ' ἐνέργειαν ἤδη θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν διάγνωσις· ἁφὴ γὰρ τά γε τοιαῦτα διακρίνειν πέφυκεν ἡ καὶ τὸ πῦρ αὐτὸ θερμὸν εἶναι διδάξασα καὶ τὸν κρύσταλλον ψυχρόν. εἰ δ' ἄλλοθέν ποθεν ἔχουσιν ἔννοιάν τε καὶ διάγνωσιν θερμοῦ καὶ ψυχροῦ, λεγέτωσαν ἡμῖν. ἀμήχανον γάρ τινα σοφίαν ἐπαγγέλλονται, μᾶλλον δ', εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐμπληξίαν, εἰ πραγμάτων αἰσθητῶν ἕτερόν τι πρεσβύτερον αἰσθήσεως ἔχουσι κριτήριον. καὶ μὴν
589 εἰ μηδὲν ἄλλο τῶν ἐνεργείᾳ θερμῶν ἐγχωρεῖ κριτήριον | ὑπάρχειν, ἁπτέσθωσαν ἤδη πολλῶν ἐφεξῆς ἀνδρῶν καί γερόντων καὶ μειρακίων καὶ παίδων καὶ βρεφῶν. οὕτω γὰρ ἐξευρήσουσι τοὺς μᾶλλόν τε καὶ ἧττον θερμούς. εἰ δ' αἰσθητῶν πραγμάτων ἀποδείξεις λογικὰς ζητοῦσιν, ὥρα τι καὶ περὶ τῆς χιόνος αὐτῆς ἤδη σκοπεῖν, εἴτε λευκήν, ὡς ἅπασιν ἀνθρώποις φαίνεται, νομιστέον αὐτὴν εἴτε καὶ μὴ λευκήν, ὡς Ἀναξαγόρας ἀπεφήνατο. καὶ μὲν δὴ καὶ περὶ πίττης

1 *αὐτῶν*] *ἐκείνων* L[1] *αὐτῶν* L[2] ‖ *μηδέπω* LMT *μήπω* O ‖ 4 *οὕτως οὖν οὔθ'* L ‖ *ὕπνων* M ‖ 5 *οὔτ'* (ante *ἄλλου*) TM *οὐδ'* LO ‖ 5 *οὐδενός* LMT *μηδενός* O ‖ 6 *τῆς* om. MT ‖ 7 *τοῦ* om. L ‖ 11 *τὸν λόγον* ante *πρότερον* colloc. L ‖ 13 *πᾶσιν* post *γνώριμος* colloc. M ‖ 15 *ὑγρῶν τε καὶ ξηρῶν* OT ‖ *γὰρ δὴ* M ‖ 17 *ποθεν* om. LT ‖ 18 *τε* om. M ‖ 19 *ἀλλ' ἀμήχανον τινὰ* T ‖ 24 *παιδίων* (*παίδων* T) *τε καὶ* LT ‖ 26 *λογικ. ἀποδ.* O ‖ *τι* L[1] *γε* L[2]T om. M ‖ 27 *ὡς* del. L om. T ‖ 28 *φαίνεσθαι* LT ‖ 29 *μὲν δὴ* LMT *μέντοι* O

ὡσαύτως ἀνασκοπεῖν καὶ κόρακος ἁπάντων τε τῶν ἄλλων. οὐ γὰρ δὴ τὸ μὲν λευκὸν ἀπιστεῖσθαι χρὴ τοὺς ὀφθαλμοὺς ὁρῶντας, ἄνευ δ' ἀποδείξεως ἐπὶ τῶν μελάνων πιστεύεσθαι. ἅπαντ' οὖν ἤδη τὰ τῶν αἰσθήσεων ἄπιστα φάμενοι μήτε τὸν κύκνον λευκὸν εἶναι λεγόντων, ἐὰν μὴ πρότερον ἐπισκέψωνται λόγῳ, μήτε τὴν τίτανον ἢ τὴν ἡμέραν ἢ αὐτὸν τὸν ἥλιον. οὕτω δὲ καὶ περὶ τῶν φωνῶν ἀπιστησάτωσαν ἀκοῇ καὶ περὶ τῶν ὀσμῶν ταῖς ῥισὶ καὶ περὶ πάντων τῶν ἁπτῶν ἁφῇ. εἶτα ταῦτ' οὐ Πυρρώνειος ἀπορία καὶ λῆρος ἀπέραντος; οὐ μὴν δίκαιόν γ' ἦν τοὺς τὴν ἀρίστην αἵρεσιν
ἑλομένους τῶν ἐν φιλοσοφίᾳ, | τὴν τὸ θερμὸν καὶ τὸ ψυχρὸν 590
καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν ἀρχὰς καὶ στοιχεῖα τιθεμένην, εἰς τοσοῦτον ἀποπλανηθῆναι τῶν ταῦτα θεμένων ἀνδρῶν, ὡς μὴ γιγνώσκειν, ὅτι τε πάσης ἀποδείξεως ἀρχαὶ τὰ πρὸς αἴσθησίν τε καὶ νόησίν εἰσιν ἐναργῆ καὶ ὅστις περὶ τούτων ἀπορεῖ, μάτην ὑπὲρ τῶν ἄλλων ζητεῖ, μηδ' ὁπόθεν ἄρξηται καταλελοιπὼς ἑαυτῷ.

Πόθεν οὖν εἰς μακρὰν οὕτως ἄλην ἐξετράποντο καὶ λόγῳ ζητεῖν ἐπεχείρησαν αἰσθητῶν πραγμάτων διάγνωσιν, ἐγὼ μὲν οὐδ' ἐπινοῆσαι δύναμαι, καὶ διὰ τοῦθ' ἁφῇ μὲν κρίνω τὸ κατ' ἐνέργειαν θερμόν· εἴ τι δ' οὔπω μέν ἐστι θερμόν, ἐπιτήδειον δὲ γενέσθαι τοιοῦτον, ὃ δὴ καὶ δυνάμει θερμὸν ὀνομάζεται, τοῦτ' ἐξευρίσκειν λόγῳ πειρῶμαι. τοῖς δ' οὐκ οἶδ' ὅπως ἀντέστραπται πάντα καὶ ῥητορεία μακρὰ περὶ τῶν ἐπιχειρημάτων ἤσκηται. τούτους μὲν οὖν ἐάσωμεν, ἀναμνήσαντες δ' ἡμᾶς αὐτοὺς καὶ νῦν τό γε τοσοῦτον, ὡς ἀρχὴ

1 *ἀνασκοπεῖν* K *ἂν σκοπεῖν* O *ἂν σκοποῖντο* L *ἂν σκοπεῖτο* M *ἂν αὐτῆς σκοποῖντο* T (*ὡσαύτως* om.) ‖ supra *ἁπάντων* add. *ὡσαύτως δὲ* L[2] *ὡσαύτως καὶ πάντων τ. ἄ.* T ‖ 4 *ἅπαντα*] *οἱ πάντα* LT *πάντ'* M ‖ *δὴ οὖν* L *ἤδη* om. L post *αἰσθήσεων* colloc. T ‖ 6 *τ. ἥλ. αὐτὸν* L ‖ 7 *τῶν* om. LT ‖ 9 *πυρώνιος* L[2]M ‖ 10 post *μὴν* add. *καὶ* MO ‖ 11 *τὸ* ante *ψυχρὸν* om. L ‖ 12 *τὸ ὑ. κ. τ. ξ.* T ‖ *θεμένην* T ‖ 13 ante *τῶν* add. *ὑπὸ* LO[1]T *ἀπὸ* O[2] om. M ‖ 14 *ἀρχὴ* L[1] ‖ 15 *εἰσιν* LM *ἐστιν* O *ἦν* T ‖ 16 *ἄρξεται* LT ‖ 17 *ὡς καταλελοιπὼς* OT ‖ 18 *οὕτως* ante *εἰς* colloc. L ante *ἄλην* OT om. M ‖ *ἐξετράποντο* LMT *ἐτράπ.* O ‖ 22 *τοιοῦτον* om. L[1] add. L[2] ‖ 24 *ἀντέστραπται* LMT *ἀνατέτραπται* O ‖ 26 *δ'* add. MOT om. L ‖ *τό γε τοσ. καὶ νῦν* O *τό γε καὶ νῦν τοσ.* T

δογμάτων μοχθηρῶν ἐστι μία τὸ μηδὲν ὑπὲρ ἀποδείξεως
591 ἐσκέφθαι πρότερον, ἀλλ' ἅμα τά τε πράγματα ζη|τεῖν καὶ
ὡς εἰδότας, ὅ τί ποτ' ἐστὶν ἀπόδειξις, ἐπιχειρεῖν ἀποδεικνύ-
ειν, ἐπανελθόντες αὖθις ἐπὶ τὸ προκείμενον ἁφῇ κρίνωμεν
πρώτως καὶ μάλιστα τὸ κατὰ τὰς ἡλικίας θερμόν. ἔσται δ'
ἡ κρίσις [ἡμῖν] ἀρίστη καθ' ἓν καὶ ταὐτὸν σῶμα βρέφους
ἑνός. οὐ γὰρ ἀδύνατον ὁποία τέ τις ἡ θερμασία διετεῖ τὴν
ἡλικίαν ὑπάρχοντι προϋπῆρχεν αὐτῷ μεμνῆσθαι καὶ ὁποία
νῦν ἐστι δυοῖν ἢ τριῶν ἐτῶν, εἰ τύχοι, μεταξὺ γενομένων.
εἰ γὰρ ὅλως φαίνοιτο μεταβολή τις ἐπὶ τὸ θερμὸν ἢ ψυχρὸν
γεγονέναι τῷ βρέφει, χαλεπὸν οὐδὲν ἔτι συλλογίζεσθαι τὴν
ἕως τῆς ἀκμῆς ἐσομένην ὑπεροχήν. εἰ δὲ καὶ πλείω παιδία
πολλοῖς ἀκμάζουσιν ἐθέλοις παραβάλλειν, ἰσχνὰ μὲν ἰσχνοῖς,
εὔσαρκα δ' εὐσάρκοις καὶ παχέα παχέσι παράβαλλε· οὕτω δὲ
καὶ χρόας ὡσαύτως ἔχοντα καὶ τῶν ἄλλων ἁπάντων ὡς οἷόν
τε. τὴν γὰρ ἐν ταῖς ἡλικίαις διαφορὰν ἐξευρεῖν ζητῶν ἐπὶ
τῶν ὁμοίων ὡς ἔνι μάλιστα φύσεων ἀσφαλέστερον ἂν ἐπι-
σκέπτοιο. τὸ δ' ἐπὶ τῶν ἐναντίων ἐξετάζειν οὐ σμικρὸν ἔχει
592 τὸν παραλο|γισμόν, οὐ διὰ τὴν ἡλικίαν ἐνίοτε τῆς τῶν
δοκιμαζομένων σωμάτων διαφορᾶς ἀλλὰ διὰ τὴν φυσικὴν
ὑπαρχούσης κρᾶσιν. ὡσαύτως δὲ καὶ διαίτῃ πάσῃ καὶ τοῖς
καιροῖς, ἐν οἷς ἐξετάζεται, παραπλησίως ἔχοντα προαιρεῖσθαι
τὰ σώματα, μὴ γεγυμνασμένον ἠργηκότι παραβάλλοντας ἢ
λελουμένον ἀλούτῳ μηδ' ἄσιτον ἐδηδοκότι καὶ διψῶντα με-
μεθυσμένῳ μηδὲ τὸν ἐν ἡλίῳ θαλφθέντα τῷ ῥιγώσαντι διὰ
κρύος ἢ τὸν ἀγρυπνήσαντα τῷ κεκοιμημένῳ μηδ' ὅλως τοῖς
ἐξ ἐναντίας φύσεως ἢ διαίτης ἢ περιστάσεως πραγμάτων
ἡστινοσοῦν, ἀλλ' ὡς οἷόν τε πάνθ' ὡσαύτως ὑπαρχέτω τἆλλα
πλὴν τῆς ἡλικίας αὐτῆς. οὕτω δὲ δηλονότι καὶ αὐτὸν τὸν

2 τε LMT om. O ‖ 3 εἰδότες L ‖ 4 ἐπανέλθωμεν L^1 γρ. ἐπανελθόντες L^2 post ἐπανελθόντες add. οὖν O om. LMT ‖ 5 πρῶτον M πρότερον L ‖ 6 ἡμῶν ἡ κρ. O ἡ κρ. ἡμῖν LMT ‖ 7 διετεῖ L^1 γρ. διετῆ L^2 διετοῦς T ‖ 8 ὑπάρχοντι L^1 superscr. ὑπάρχοντος L^2T ‖ αὐτῷ L^1 αὐτοῦ L^2T ‖ 9 ἐτῶν om. LT ‖ γιγνομένων M γινομ. T ‖ 14 παράβαλε T ‖ 18 μικρὸν T ‖ 21 ὑπάρχουσαν LM ‖ τῇ διαίτῃ M ‖ 25 ῥιγῶντι LT ‖ 26 κρύους M ‖ κοιμωμένῳ O ‖ μηδ' scripsi: μήθ' codd. ‖ τοῖς] τῆς LMT ‖ 27 ἐξ om. T ‖ 29 αὐτοῖς MT

ἕνα παῖδα παραβάλλων ἑαυτῷ τὰς ἔξωθεν ἁπάσας αὐτοῦ
περιστάσεις ἀκριβῶς ὁμοίας φυλάξεις, ἵνα μὴ τὸ διά τινα
τούτων ἐν θάλψει τε καὶ ψύξει διάφορον εἰς τὴν τῆς ἡλι-
κίας ἀναφέρηται μεταβολήν. μακρὰν ἴσως σοι δόξω λέγειν
τὴν ἐξέτασιν ἀλλ' ἀληθῆ γε παντὸς μᾶλλον ἐξ αὐτῆς τε τοῦ
ζητουμένου τῆς οὐσίας λαμβανομένην, ὡς ἐν τοῖς ὑπὲρ | ἀπο- 593
δείξεως ἐλέγετο. σὺ δ' ἴσως αἱρήσῃ τὴν ἐπίτομον οὐδὲν
φροντίζων, εἰ ψευδὴς εἴη. ἴσθι τοίνυν οὐ μόνον ψευδῆ
βαδίσων ἀλλὰ καὶ μακράν. οὐ γὰρ ἔτεσι τρισὶν ἢ τέτταρσιν
ἐξευρήσεις τὸ ζητούμενον, ἀλλ' ἐν παντὶ τῷ βίῳ φυλάξεις
τὴν ἄγνοιαν. ὅσον γὰρ ἐπὶ ταῖς ἀντιλογίαις τῶν ἀνδρῶν,
οὐδὲν ἀποδειχθῆναι δύναται σαφῶς· οὐδὲ γὰρ εὔλογον ὅλως
ἐκ τῶν ὑστέρων πιστοῦσθαι τὰ πρότερα.

Κρίνωμεν οὖν αἰσθήσει τὸ θερμὸν καὶ ψυχρὸν σῶμα τό
γε κατ' ἐνέργειαν ἤδη τοιοῦτον καὶ μηκέτι δυνάμει, παρέντες
τήν γε πρώτην τὰ ἄλλα σύμπαντα γνωρίσματα. καὶ δὴ σὲ
μὲν ὡς [εὖ] κρινοῦντα πρὸς τὴν πεῖραν ἀπολύω, τὴν δ'
ἐμὴν αὐτὸς κρίσιν ἑρμηνεύσω. πολλῶν γὰρ ἐφεξῆς ἁπτό-
μενος σωμάτων ἐπιμελῶς οὐ παίδων μόνον ἢ βρεφῶν ἀλλὰ
καὶ μειρακίων καὶ ἀκμαζόντων εὕρισκον οὐδετέρους ἀληθεύ-
οντας οὔτε τοὺς θερμότερον ἁπλῶς οὔτε τοὺς ψυχρότερον
εἰπόντας εἶναι τὸν ἀκμάζοντα τοῦ παιδός. εἰ | γὰρ τὰς 594
ἄλλας ἁπάσας τὰς ἔξωθεν ἀφελὼν ἀλλοιώσεις τὰς ἐκ τῆς
ἡλικίας μόνης ἐπισκέπτοιο διαφοράς, οὐδέτερός σοι φανεῖται
θερμότερος ἁπλῶς. ποιότητι γάρ τοι διαφέρουσιν αὐτῶν
αἱ θερμότητες ἐπ' ἀνίσῳ τῇ διαπνοῇ, δι' ἣν καὶ σοφιζό-
μενοί τινες ἢ τοὺς πέλας ἢ σφᾶς αὐτοὺς οἱ μὲν τὴν τοῦ
παιδός, οἱ δὲ τὴν τοῦ νεανίσκου θερμασίαν ἰσχυροτέραν
εἶναι νομίζουσιν. ἔστι γὰρ ἡ μὲν τῶν παίδων ἀτμωδεστέρα
τε καὶ πολλὴ καὶ ἡδεῖα τοῖς ἁπτομένοις, ἡ δὲ τῶν ἀκμα-

1 αὐτοῦ ἀπ. LT ‖ 3 τε om. T ‖ ψύχει L ‖ διαφέρον O ‖ 7 ἐλέγετο LMT ἐλέγομεν O ‖ 9 τέτρασιν LM ‖ 12 γὰρ LMT om. O ‖ 16 γε OT τε LM ‖ πρώτην LMT κρίσιν add. L^2 κρίσιν πρ. O ‖ τὰ ἄλλα T τά τε ἀ. cett. ‖ 17 εὖ om. LMT ‖ 18 post αὐτὸς ἤδη add. LT ‖ γὰρ om. M ‖ ἀψάμενος M ‖ 19 σωμάτων ἁπτ. L ‖ μόνον LO μόνων MT ‖ 24 φανεῖται LOT φαίνεται M ‖ 25 τοι OT τινι LM ‖ 29 μὲν post παίδων colloc. L ‖ 30 ἡδεῖα LMT ἡδείων O

ζόντων ὑπόδριμύ τι καὶ οὐχ ἡδὺ κέκτηται. τοῦτ' οὖν τὸ διάφορον τῆς προσβολῆς ἀναπείθει τοὺς πλείους ἀποφαίνεσθαι θερμότερον εἶναι τὸ τῶν ἀκμαζόντων σῶμα. τὸ δ' οὐχ οὕτως ἔχει. τῷ γὰρ ἀσκήσαντι τὴν ἁφὴν ἐν διαφόροις ὕλαις διαγνωστικὴν εἶναι θερμότητος ἰσχυροτέρας τε καὶ ἀσθενεστέρας καὶ ἴσης εὖ οἶδ' ὅτι καὶ ἡ τῶν παίδων ἴση γε φανεῖται κατὰ τὴν ἰσχὺν τῇ τῶν ἀκμαζόντων ἢ πλείων.

Ἡ δ' ἄσκησις ἥδε· χρὴ γὰρ ἀπὸ τῶν ἐναργεστάτων ἄρξα-
595 σθαι. τῶν βαλανείων | ἐνίοτε θερμὸς οὕτως ἐστὶν ὁ ἀήρ, ὡς μηδένα φέρειν αὐτὸν ἀλλὰ καίεσθαι δοκεῖν, ἐνίοτε δ' οὕτω ψυχρός, ὡς ἱδροῦν μὴ δύνασθαι. καὶ μὴν καὶ ὅτι τρίτη τις ἄλλη παρὰ τάσδε κατάστασίς ἐστιν, ἧς μάλιστα χρῄζομεν, ἡ εὔκρατος, οὐδὲν δέομαι λέγειν. αἱ δ' αὐταὶ τρεῖς καταστάσεις ἐν τῷ τῆς κολυμβήθρας ὕδατι φαίνονται. καὶ γὰρ θερμὸν οὕτως, ὡς καίεσθαι πρὸς αὐτοῦ, καὶ ψυχρόν, ὡς μηδὲ θερμαίνεσθαι, καὶ εὔκρατον, ὡς συμμέτρως θερμαίνεσθαι, πολλάκις εὑρίσκεται. εἰ τοίνυν ἐροίμην σε, πότερόν ἐστι θερμότερον, ἆρά γε τὸ ὕδωρ τὸ εὔκρατον ἢ ὁ ἀὴρ ὁ εὔκρατος, οὐκ ἂν ἔχοις εἰπεῖν οὐδέτερον. ἀμφοῖν γὰρ ὄντων ὁμοίως ἡδέων τε καὶ συμμέτρων τῷ σώματι τὸ μὲν θερμότερον εἶναι λέγειν αὐτῶν, τὸ δὲ ψυχρότερον οὐδένα νοῦν ἔχειν ἡγοῦμαι. καὶ μὴν εἰ νοήσαις τὸ τῆς δεξαμενῆς ὕδωρ εἰς ἄκρον θερμότητος ἀφικνούμενον, ὡς ζεῖν, ἢ τὸν ἀέρα τελέως ἐκφλογούμενον, ὅτι πρὸς ἀμφοῖν ὡσαύτως καυθήσῃ, πρόδηλον. εἰ δὲ δὴ καὶ νοήσαις αὖθις ἢ τὸ ὕδωρ οὕτω ψυχρόν, ὡς ἐγγὺς ἤδη πήξεως ἥκειν, ἢ τὸν ἀέρα
596 τελέως ἐψυγμένον, ὡς ἐν τοῖς | νιφετοῖς γίγνεται, δῆλον, ὡς καὶ πρὸς τούτων ἑκατέρων ὁμοίως ψυχθήσῃ τε καὶ

2 πλείστους M ‖ ἀναφαίνεσθαι L ‖ 3 τῶν ἀκ. τὸ σ. O ‖ 5 τε ἅμα καὶ L ‖ 6 ἴση γε L^{1} αὐτῷ (αὐτοῖς M) ἤτοι γ' ἴση MOT αὐτῷ ἤτοι γε add. L^{2} supra παίδων ‖ 7 κατὰ LM om. OT ‖ 8 γὰρ] δὲ L ‖ ἐναργεστέρων L ‖ ἄρχεσθαι M ‖ 11 μὴν] δὴ L ‖ 12 ἐστιν om. L ‖ 13 αὐταὶ] αὖ L ‖ 14 post τρεῖς add. αἵδε LT ‖ 17 συμβήσεται L^{1} εὑρίσκεται L^{2} ‖ ἔροιτό τε τις L ἠρόμην σε M ‖ 20 ὄντοιν T ‖ ἡδέοιν T ‖ συμμέτροιν T ‖ 21 εἶναι LM om. OT ‖ 22 νοήσειας M νοήσαιε L^{1} νοήσεις L^{2}T ‖ 25 νοήσαις MO νοήσαιε L^{1} νοήσεις L^{2}T ‖ 26 πήξεως ἥκειν MT ἥκειν π. L π. εἶναι O ‖ 28 ὁμοίως om. L ‖ ψυχθήσῃ LT ψυγήσῃ cett.

ῥιγώσεις. οὐκοῦν καὶ θερμότητα καὶ ψῦξιν ἄκραν ὡσαύτως μὲν ἀέρι νοήσεις ἐγγιγνομένην, ὡς δ' αὕτως ὕδατι, καὶ τῶν ἄκρων ἑκατέρων τὸ μέσον ὁμοίως ἀμφοῖν ἐγγιγνόμενον. ὥστε καὶ τὸ μεταξὺ πάντων τῶν ἄκρων τε καὶ τοῦ μέσου κατά τε τὸ ὕδωρ καὶ τὸν ἀέρα τὰς αὐτὰς ὑπεροχάς τε καὶ διαστάσεις ἕξει, καὶ τοσούτῳ ποτὲ φήσεις εἶναι τοῦ μετρίου θερμότερον θάτερον, ὅσῳ θάτερον. οὕτω δὲ καὶ ψυχρότερον τοῦ μετρίου τοσούτῳ φήσεις εἶναί ποτε τὸ ὕδωρ, ὅσῳ καὶ τὸν ἀέρα, καίτοι τό γε τῆς προσβολῆς ἴδιον οὐ ταὐτὸν ἑκατέροις ἦν. οὐ γὰρ ὡσαύτως ὕδωρ εὔκρατον, ὡς ἀὴρ εὔκρατος προσπίπτει. καὶ τί δεῖ λέγειν ἐπὶ τῶν οὕτως ἀνομοίων; αὐτοῦ γὰρ τοῦ ἀέρος ὁμοίως ὄντος θερμοῦ διαφέρουσαι γίγνονται προσβολαὶ παρὰ τὸ ποτὲ μὲν οἷον ἀχλυώδη τε καὶ ἀτμώδη, ποτὲ δ' οἷον λιγνυώδη τε καὶ καπνώδη, ποτὲ δὲ καθαρὸν ἀκριβῶς ὑπάρχειν. ἐν πολλαῖς οὖν καὶ
διαφερούσαις οὐσίαις ἰσότης γί|γνεται θερμότητος ἐξαπατῶσα 597
τοὺς ἀσκέπτους ὡς ἄνισος, ὅτι γε μὴ κατὰ πᾶν ὁμοία φαίνεται. λελογισμένου μήν ἐστιν ἀνδρὸς τοὺς λογισμοὺς οὓς εἴρηκα καὶ γεγυμνασμένου τὴν αἴσθησιν ἐν πολλῇ τῇ τῶν κατὰ μέρος ἐμπειρίᾳ τὴν ἰσότητα τῆς θερμότητος ἐξευρεῖν ἔν τε τοῖς παισὶ καὶ τοῖς ἀκμάζουσι καὶ μὴ τῷ τὴν μὲν ἐφ' ὑγρᾶς οὐσίας φαίνεσθαι τὴν δ' ἐπὶ ξηρᾶς ἐξαπατᾶσθαι. καὶ γὰρ λίθος ὕδατι δύναταί ποτε τὴν ἴσην δέξασθαι θερμασίαν, οὐδὲν διαφέρον, εἰ ξηρὸς μὲν ὁ λίθος ἐστίν, ὑγρὸν δὲ τὸ ὕδωρ.

Οὕτως οὖν ἔμοιγε μυριάκις ἐπισκεψαμένῳ καὶ παῖδας καὶ νεανίσκους πολλοὺς καὶ μειράκια καὶ τὸν αὐτὸν παῖδα καὶ βρέφος καὶ μειράκιον γενόμενον, οὐδὲν μᾶλλον ἐφάνη θερμότερος οὔτε παιδὸς ἀκμάζων οὔτ' ἀκμάζοντος παῖς. ἀλλ',

2 μὲν LMT om. O ‖ ante ἀέρι add. ἐν L^{2} ‖ ὡς δ' αὕτως LO ὡσαύτως MT καὶ ante ὕδατι add. LOT om. M ‖ 5 καὶ κατὰ τὸν M ‖ 7 δὲ L^{1} γρ. δὴ L^{2}T ‖ 14 καὶ καπνώδη post ἀτμώδη colloc. O ‖ 16 διαφόροις M ‖ οὐσίαις LMT om. O ‖ 18 ἀνδρός ἐστι M ‖ 19 τῇ τῶν LT τῶν M τῇ O ‖ 20 post μέρος add. πραγμάτων M ‖ 22 ἀπατᾶσθαι L ‖ 23 ὕδατι post ποτε colloc. L ‖ 24 διαφέρων O διαφέρει L^{1} ‖ μὲν om. LT ‖ 27 πολλοὺς post παῖδας colloc. M ‖ 28 γιγνόμενον MT γίν. L γέν. O ‖ 29 ὁ ἀκμάζων M ‖ ὁ παῖς M

ὡς εἴρηται, μόνον ἐν μὲν τοῖς παισὶν ἀτμωδεστέρα τε καὶ πολλὴ καὶ ἡδεῖα, ἐν δὲ τοῖς ἀκμάζουσιν ὀλίγη καὶ ξηρὰ καὶ οὐχ ὁμοίως ἡδεῖα τῆς θερμασίας ἡ προσβολή. πολὺ μὲν γὰρ τῆς τῶν παίδων οὐσίας ὑγρᾶς οὔσης ἐκτὸς ἀπορρεῖ,
598 βραχὺ δὲ τῆς τῶν | ἀκμαζόντων ξηρᾶς ὑπαρχούσης. οὐδέτερος οὖν αὐτῶν ἁπλῶς φαίνεται θερμότερος, ἀλλ' ὁ μὲν τῷ πλήθει τῆς διαπνοῆς, ὁ δὲ τῇ δριμύτητι· τὸ γὰρ ἔμφυτον θερμὸν ὁ παῖς ἔχει πλέον, εἴ γ' ἐξ αἵματός τε καὶ σπέρματος ἡ γένεσις αὐτῷ, καὶ ἥδιον[, ἐν δὲ τοῖς ἀκμάζουσιν ὀλίγη καὶ ξηρὰ καὶ οὐχ ὁμοίως ἡδεῖα τῆς θερμασίας ἡ προσβολή].

Cap. III. Θερμοῦ μὲν δὴ καὶ ψυχροῦ σώματος ἁφὴ μόνη γνώμων ἐστίν, ὑγροῦ δὲ καὶ ξηροῦ σὺν τῇ ἁφῇ καὶ λογισμός. εἰ μὲν γὰρ ξηρόν, πάντως καὶ σκληρόν. ἀλλὰ τοῦτο μὲν ἁφῇ αἰσθητόν· οὐ μὴν εἴ τι σκληρόν, εὐθὺς ἤδη καὶ ξηρόν. ἀχώριστος μὲν γάρ ἐστι ξηροῦ σώματος ἡ σκληρότης, οὐ μὴν ἰδία γε τούτου μόνου. καὶ γὰρ τὸ πεπηγὸς ὑπὸ ψύξεως σκληρὸν ὥσπερ ὁ κρύσταλλος. ὅθεν οὐδ' εὐθὺς ἐπιχειρεῖν δεῖ τῇ τοῦ ὑγροῦ τε καὶ ξηροῦ διαγνώσει πρὶν ἐπισκέψασθαι, πῶς ἔχει ψυχρότητος ἢ θερμότητος. οὔτε γάρ, εἰ μετὰ ψυχρότητος ἄκρας σκληρόν, ἤδη τοῦτο καὶ ξηρόν,
599 | οὔτ' εἰ μετὰ θερμότητος σφοδρᾶς μαλακόν, εὐθέως ὑγρόν. ἀλλ' ὅταν μετρίως θερμὸν ᾖ, σκοπεῖν ἐφεξῆς, εἰ μαλακόν ἐστιν ἢ σκληρόν. εἰ μὲν γὰρ μαλακόν, ὑγρόν, εἰ δὲ σκληρόν, ξηρόν. ἀλλ' εἴπερ ταῦθ' οὕτως ἔχει, τῶν ἐν ἀνθρώπου σώματι μορίων σκληρὸν οὐδὲν ἂν εἴη [ὑγρόν]. οὐ γὰρ ἐγ-

2 ἡδίων LT ‖ 5 verba οὐδέτερος usque ad προσβολή excerps. Orib. XXI 3, 12 ‖ 8 τε καὶ LMT καὶ O ‖ γέννησις αὐτῶν M ‖ 9 ἡδίων TL suprascr. ἡ προσβολὴ L² ‖ 10 καὶ οὐχ ὁμοίως ἡδεῖα om. L ‖ 13 καὶ λογ. L λογ. MOT ‖ 14 εἰ LMT τὸ O ‖ πάντως κ. σκλ. LMT σκλ. πάντως O ‖ 15 post τι add. καὶ O τι om. M ‖ 16 ἀχώριστον O ‖ 17 ἰδία LMT ἴδιον O ‖ 18 κρύσταλος LT ‖ ὅθεν περ T ‖ 19 ἐπιχειρεῖν εὐθὺς M ‖ ὑγροῦ τ. κ. ξ. L ξηροῦ τ. κ. ὑ. MOT ‖ 20 ψ. ἢ θ. LMT θ. ἢ ψ. O ‖ post θερμότητος add. ἄκρας L ‖ 21 καὶ LMT om. O ‖ 22 μαλακόν om. L¹MOT ἐστι μαλακόν add. L² ‖ 23 μετρ. θερμὸν ᾖ M θ. ᾖ μετρ. LT μ. ᾖ θ. O ‖ 25 ἔχει LMT ἔχοι O ‖ 26 μορίων τῶν ὑγρῶν σκληρὸν οὐδὲν ἂν εἴη M, post μορίων add. σκληρῶν L²O σκληρὸν T ‖ ὑγρόν, quod om. M, delendum ‖ οὐδὲ γὰρ M

χωρεῖ τοσαύτην ἐν αὐτῷ γενέσθαι ψῦξιν, ὡς σκληρυνθῆναί τι διὰ πῆξιν. εἰς μὲν γὰρ σύστασίν τινα τὸ τέως ῥυτὸν ἀφίξεταί ποτε, καθάπερ ἡ πιμελή. τὸ γὰρ ἐλαιῶδες ἐν αἵματι καὶ λιπαρόν, ῥυτὸν ὄν, ὅταν ἐν ψυχρῷ γένηται χωρίῳ, πήγνυται, σκληρὸν μὴν οὐδ' οὕτω γίγνεται.

Δεόντως οὖν εἴρηται τοῖς παλαιοῖς, ὑγρότατον μὲν ἡ πιμελή, δεύτερον δ' ἐπ' αὐτῇ τὸ σαρκῶδες γένος, εἴδη δ' αὐτοῦ πλείω· πρῶτον μὲν ἡ κυρίως ὀνομαζομένη σάρξ, ἣν οὐκ ἂν εὕροις καθ' ἑαυτὴν οὐδαμόθι τοῦ σώματος, ἀλλ' ἔστιν ἀεὶ μόριον μυός. ἐφεξῆς δ' ἑκάστου τῶν σπλάγχνων ἡ ἴδιος οὐσία. καλοῦσι δ' αὐτὴν οἱ περὶ τὸν Ἐρασίστρατον παρέγχυμα | καὶ ὡς περὶ μικροῦ καὶ φαύλου διανοοῦνται 600
πράγματος οὐκ εἰδότες, ὡς ἡ καθ' ἕκαστον σπλάγχνον ἐνέργεια τῆς σαρκὸς ταύτης ἐστίν. ἀλλὰ τούτων μὲν οὔπω νῦν ὁ καιρός.

Ὅτι δ' αὐτὸ τὸ ἴδιον ἐγκεφάλου σῶμα καὶ πνεύμονος ἐφεξῆς ἐστι τῇ πιμελῇ καθ' ὑγρότητα, τῇ μαλακότητι πάρεστι τεκμήρασθαι. οὐ γὰρ δὴ ὑπὸ ψυχροῦ γε πέπηγεν, ὅτι μηδὲ θερμῷ χεῖται. πλησίον δὲ τούτων ἐστὶ καὶ ὁ μυελὸς τὴν φύσιν, οὐ μὴν ὁμογενὴς ὁ καθ' ἕκαστον ὀστοῦν μυελὸς ἐγκεφάλῳ τε καὶ νωτιαίῳ. ἀλλ' ἐγκέφαλος μὲν καὶ νωτιαῖος ἐκ ταὐτοῦ γένους, οἱ δ' ἄλλοι σύμπαντες μυελοὶ φύσεως ἑτέρας εἰσίν. ὑγρότερος μέν ἐστι καὶ θερμότερος ἐγκέφαλος νωτιαίου καὶ διὰ τοῦτο καὶ μαλακώτερος· καὶ μέντοι καὶ αὐτοῦ τοῦ ἐγκεφάλου τὰ πρόσθεν ὑγρότερα τοσοῦτον, ὅσονπερ

2 ὑγρὸν L γρ. ῥυτὸν L² ‖ 3 ἡ om. L ‖ αἵματι καὶ λιπαρόν, ῥυτὸν ὂν MT αἵ. ῥυτὸν ὂν κ. λιπ. O αἵ. κ. λιπ. L ῥυτὸν add. L² (om. ὂν) ‖ 6 verba ὑγρότατον — γένος excerps. Orib. XXI 4, 2 ‖ ὑγρότατον LMT ὑγροτάτη O ‖ ἡ om. M ‖ 8 πρῶτον T πρώτη cett. ‖ 9 ἑαυτὴν LMT αὐτὴν O ‖ οὐδαμόθεν LO ‖ 10 verba ἐφεξῆς — παρέγχυμα excerps. Orib. l. l. ‖ 14 τούτου M ‖ 16 verba τὸ ἴδιον — τὴν φύσιν excerps. Orib. l. l. 3 ‖ 18 τεκμαίρεσθαι M Orib. π. τεκμήρασθαι LT τεκμήρ. π. O ‖ 19 ἐστὶν post φύσιν colloc. O ‖ 20 ὁμογενής τέ ἐστιν M ὁμογενής ἐστιν L ὁμοιογενής O ὁμοιογενές ἐστιν T ‖ 22 γένους εἰσίν L ‖ ξύμπαντες O ‖ 23 εἰσὶν ἑτέρας L ‖ ἐστι om. M ‖ ἐστὶν ὁ ἐγκ. ‖ 24 καὶ ante διὰ om. L ‖ 25 verba αὐτοῦ τοῦ — τῶν τοῦ σώματος μορίων excerps. Orib. XXI 4, 4—8 ‖ ὅσῳπερ LT ὅσον Orib.

καὶ μαλακώτερα. πάντα μὴν ταῦτα δέρματος οὐχ ὑγρότερα μόνον, ἀλλὰ καὶ ψυχρότερα καὶ ὅλως ἄναιμον πᾶν ἐναίμου ψυχρότερον. ἐγγυτάτω δ' ἐστὶ δέρματος ἡ τῶν μαλακῶν νεύρων φύσις· ἡ δὲ τῶν σκληρῶν, οἷόνπερ αὐτὸ τὸ δέρμα,
601 καθ' | ὑγρότητα δηλονότι καὶ ξηρότητα· θερμότητι γὰρ ἀπο-
λείπεται τοσοῦτον, ὅσον εἰκὸς ἀπολείπεσθαι τὸ παντελῶς ἄναιμον ἐναίμου σώματος.

Ἡ δὲ τοῦ σπληνὸς καὶ τῶν νεφρῶν καὶ τοῦ ἥπατος σὰρξ ὑγροτέρα μὲν τοσούτῳ δέρματος, ὅσῳ καὶ μαλακωτέρα· θερμοτέρα δ' ὅσῳ καὶ πολυαιμοτέρα. καὶ μὴν καὶ ἡ τῆς καρδίας σὰρξ ἁπάντων μὲν τούτων ξηροτέρα τοσοῦτον, ὅσονπερ καὶ σκληροτέρα· θερμοτέρα δ' οὐ τούτων μόνων, ἀλλὰ καὶ πάντων ἁπλῶς τῶν τοῦ σώματος μορίων. καί σοι καὶ τοῦτο σαφῶς ἔνεστιν αἰσθήσει μαθεῖν ἐν ταῖς τῶν ζῴων ἀνατομαῖς ταῖς κατὰ τὸ στέρνον γιγνομέναις εἰς τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας καθέντι τοὺς δακτύλους· εὑρήσεις γὰρ οὐκ ὀλίγῳ τινὶ τὸ χωρίον τοῦτο τῶν ἄλλων ἁπάντων θερμότερον. ἀλλ' ἡ μὲν τοῦ ἥπατός τε καὶ τοῦ σπληνὸς καὶ τῶν νεφρῶν καὶ τοῦ πνεύμονος σὰρξ ἁπλῆ τὴν φύσιν ἐστὶ ταῖς καθ' ἕκαστον σπλάγχνον ἀρτηρίαις καὶ φλεψὶ καὶ νεύροις περιπεφυκυῖα. τῆς καρδίας δ' οὐχ ἁπλοῦν τὸ τῆς σαρκὸς εἶδος, ἀλλ' οἷαίπερ αἱ ἐν τοῖς μυσὶν ἶνές εἰσιν, αἷς
602 ἡ σὰρξ περιπέπηγε, τοιαῦται | κἂν τῇ καρδίᾳ. πλὴν οὐ
ταὐτὸν γένος τῶν ἰνῶν, ἀλλ' αἱ μὲν ἐν τοῖς μυσὶν νεύρων εἰσὶ καὶ συνδέσμων μόρια. τῆς καρδίας δὲ τὸ τῶν ἰνῶν γένος ἴδιον ὥσπερ καὶ τοῦ τῆς ἀρτηρίας τε καὶ τῆς φλεβὸς χιτῶνος ἐντέρων τε καὶ γαστρὸς καὶ μήτρας καὶ τῶν κύστεων ἑκατέρων. ἔστι γὰρ οὖν δὴ κἂν τούτοις ἅπασι τοῖς ὀργά-

3 καὶ post δέρματος add. O om. LMT ‖ 5 θερμότητος L ‖ 6 εἰκὸς om. L ‖ ἀπολείπεται L ‖ 8 ἡ add. ante τῶν O om. LMT item ante τοῦ ἥπ. ‖ 11 πάντων M Orib. ‖ ὅσονπερ L Orib. τοσούτῳ ὅσῳπερ M περ om. O ὅσῳπερ T (καὶ om.) ‖ 12 μόνων MT Orib. μόνον O om. L ‖ 13 καὶ post σοι om. O ‖ 14 τοῦτο μαθεῖν ἔνεστιν αἰσθήσει σαφῶς L ‖ 16 ἐξευρήσεις M ‖ 18 θερμότατον LOT ‖ τοῦ LT om. MO ‖ 19 τῶν L om. MOT ‖ τοῦ L om. MOT ‖ 20 τε καὶ φλ. M ‖ 21 πεφυκυῖα L περι superscr. L[2] ‖ 22 εἰσιν post οἷαίπερ colloc. O ‖ 26 τε om. O ‖ τοῦ τῆς φλ. LT τῆς om. O ‖ 28 γὰρ L[1] γρ. μὲν L[2]T ‖ οὖν] αὖ L ‖ δὴ om. T ‖ κἂν] καὶ LOT

νοις τὴν οἰκείαν σάρκα περιπεπηγυῖαν ἰδεῖν ταῖς ἰδίαις αὐτῶν ἰσίν.

Αὗται μὲν οὖν αἱ σάρκες θερμότεραι τοῦ δέρματος ὑπάρχουσιν, αἱ δ' ἶνες, αἱ μὲν ὀλίγῳ τινὶ μᾶλλον, αἱ δ' ἧττον, βραχὺ δέρματος ψυχρότεραί τ' εἰσὶ καὶ ξηρότεραι, τινὲς δ' ὅμοιαι κατὰ πᾶν εἰσι τῇ τοῦ δέρματος οὐσίᾳ. πάντες δ' ὑμένες ἤδη ξηρότεροι δέρματος, ὥσπερ γε καὶ αἱ περὶ τὸν ἐγκέφαλόν τε καὶ τὸν νωτιαῖον μήνιγγες· ὑμένες γὰρ δὴ καὶ αἵδε. καὶ μὲν δὴ καὶ σύνδεσμοι πάντες, εἰς ὅσον σκληρότεροι δέρματος, εἰς τοσοῦτον καὶ ξηρότεροι. καὶ οἱ τένοντες δέ, κἂν εἰ τῶν συνδέσμων εἰσὶ μαλακώτεροι, δέρματος γοῦν ἐναργῶς ἤδη σκληρότεροι. χόνδροι δὲ μετὰ τοὺς συνδέσμους
εἰσὶ καί τι μέσον | ἀμφοῖν σῶμα· καλοῦσι δ' αὐτὸ νευρο- 603
χονδρώδη σύνδεσμον ἔνιοι τῶν ἀνατομικῶν. ἔστι δὲ τοῦτο σύνδεσμος σκληρὸς καὶ χονδρώδης. ὀστοῦν δὲ τὸ πάντων σκληρότατον, ὧν καλύπτει τὸ δέρμα, καὶ τῶν ἐξεχόντων αὐτοῦ ξηρότατον μὲν ἡ θρίξ, ἐφεξῆς δὲ κέρας, εἶτ' ὄνυχές τε καὶ ὁπλαὶ καὶ πλῆκτρα καὶ ῥάμφη καὶ ὅσα τοιαῦτα καθ' ἕκαστον τῶν ἀλόγων ζῴων ἐστὶ μόρια.

Τῶν δὲ χυμῶν ὁ μὲν χρηστότατός τε καὶ οἰκειότατός ἐστι τὸ αἷμα. τούτου δ' οἷον ὑπόστασίς τις καὶ ἰλὺς ἡ μέλαινα χολή· ταῦτ' ἄρα καὶ ψυχροτέρα τ' ἐστὶ καὶ παχυτέρα τοῦ αἵματος· ἡ δέ γε ξανθὴ θερμοτέρα μακρῷ, ψυχρότατον δὲ καὶ ὑγρότατον ἁπάντων τῶν ἐν τῷ ζῴῳ τὸ φλέγμα. κριτήριον δὲ καὶ τῆς τούτου διαγνώσεως ἡ ἁφή, καθάπερ καὶ Ἱπποκράτης ἐν τῷ Περὶ φύσεως ἀνθρώπου πεποίηται. ἀλλ' ὅτι μὲν ψυχρόν, ἡ ἁφὴ μόνη διαγιγνώσκει· τὸ δ' ὅτι καὶ

4 verba αἱ δ' ἶνες — σύνδεσμον excerps. Orib. XXI 4, 9 sq. ‖ 5 βραχεῖα T ‖ 8 νωτιαῖόν τε κ. ἐγκέφ. L ‖ 9 οἱ σύνδεσμοι M ‖ 11 εἰ LM om. O ‖ εἰσὶ] ὦσι L ‖ 12 ἤδη] εἰσὶ L ‖ οἱ χόνδροι M (om. δὲ) ‖ 16 σκληρότατον L ξηρότατον cett. ‖ ὧν LMT ὃ O ‖ 17 ξηρότατον M ξηρότερον L ξηροτάτη OT ‖ ἡ ante θρίξ om. M ‖ 20 verba τῶν δὲ χυμῶν — τὸ φλέγμα excerps. Orib. XXI 4, 14 ‖ 21 τις LM τε O ‖ 22 post μέλαινα add. χολὴ LM om. OT Orib. ‖ 23 post ξανθὴ add. χολὴ M Orib. om. LOT ‖ ante θερμοτέρα add. λεπτοτέρα τε καὶ L post μακρῷ add. καὶ λεπτοτέρα M ‖ 25 τούτων L ‖ 26 πεποίηται MT πεποίηται λόγῳ L[1]O λόγῳ del. L[2] ‖ 27 διαγινώσκει LMT γιγνώσκει O

ὑγρόν, ἁφή θ' ἅμα καὶ ὄψις καὶ λογισμός, ἁφὴ μὲν καὶ
ὄψις, ὅτι τοιοῦτον ἑκατέρᾳ φαίνεται, λογισμὸς δὲ διορισά-
604 μενος, ὡς οὐ πλήθει θερ|μότητος, ἀλλ' ὑγρότητι συμφύτῳ
τοιοῦτον ἐγένετο. περὶ μὲν οὖν τῶν κατὰ τὸ σῶμα μορίων
τε καὶ χυμῶν ὧδ' ἔχει.

Cap. IV. *Περὶ δὲ τῶν ἑπομένων ταῖς κράσεσιν ἐφεξῆς
χρὴ διελθεῖν.* ἕπεται μὲν οὖν καὶ τὰ προειρημένα, μᾶλλον
δ' ἀχώριστα τελέως ἐστί, ξηρῷ μὲν σκληρότης, ὑγρῷ δὲ μα-
λακότης, ὅταν γε μετὰ χλιαρᾶς ᾖ θερμότητος. ἀλλὰ καὶ
παχύτητες ἕξεως καὶ λεπτότητες ἕπονται κράσεσιν, οὐ ταῖς
συμφύτοις μόνον, ἀλλὰ κἂν ἐξ ἔθους μακροῦ τις ἐπίκτητος
γένηται. πολλοὺς γὰρ καὶ τῶν φύσει λεπτῶν ἐθεασάμην
παχυνθέντας καὶ τῶν παχέων λεπτυνθέντας τοὺς μὲν ἀργίᾳ
τε καὶ τῷ ἁβροδιαίτῳ τὴν ὅλην κρᾶσιν ὑπαλλάξαντας ἐπὶ
τὸ ὑγρότερον, τοὺς δ' ἐν ταλαιπωρίαις πλείοσι καὶ φροντίσι
καὶ διαίτῃ λεπτῇ καταξηρανθέντας. εἰρήσεται δὲ καὶ τούτων
τὰ γνωρίσματα. κάλλιον γὰρ ἡμᾶς αὐτοὺς ἔκ τινων ση-
μείων ὁρμωμένους, πρὶν παρ' ἑτέρου πυθέσθαι, δύνασθαι
γνωρίζειν, εἰ φύσει τοιοῦτος ἦν ὁ ἄνθρωπος ἢ ἐξ ἔθους
605 ἐγένετο. διδάσκαλος δὲ καὶ τούτων τῶν γνωρι|σμάτων, ὥσπερ
οὖν καὶ τῶν ἄλλων ἁπάντων, ὁ θαυμάσιος Ἱπποκράτης.

Ὅσοι μὲν οὖν εὐρυτέρας ἔχουσι τὰς φλέβας, θερμότεροι
φύσει, ὅσοι δὲ στενοτέρας, ψυχρότεροι. τοῦ θερμοῦ γὰρ
ἔργον ἀνευρῦναί τε καὶ διαφυσῆσαι ταύτας· ὥστ' εὐλόγως
εἰς ταὐτὸν ὡς τὸ πολὺ συντρέχει στενότης μὲν φλεβῶν
ἕξει πιμελώδει τε καὶ παχυτέρᾳ, λεπτότης δ' ἕξεως εὐρύτητι
φλεβῶν. εἰ δ' ἅμα τις εἴη πιμελώδης τε καὶ παχὺς καὶ τὰς
φλέβας εὐρείας ἔχοι, δι' ἔθος οὗτος, οὐ φύσει πιμελώδης
ἐγένετο· ὥσπερ εἰ καὶ στενὰς μὲν ἔχοι τὰς φλέβας, εἴη δ'
ἰσχνός, οὐδ' οὗτος ἐξ ἀνάγκης φύσει τοιοῦτος. κἂν τοῖσι

1 ἅμα om. L ‖ 2 ἑκατέρᾳ LM ἑκατέρῳ OT ‖ ὁ λογ. LOT ‖
7 οὖν LMT γὰρ O ‖ 10 ταῖς ante κράσεσιν add. L² ‖ 11 ἐπί-
κτητός τις L ‖ 13 ἀργείᾳ M ‖ 14 τῷ ἁβροδιαίτῳ LT τῇ ἁβρᾷ
διαίτῃ M ἁβροδιαίτῃ O ‖ 16 δὲ] δὴ M ‖ 17 τὰ om. M ‖ 20 ante
ἐγένετο add. τοιοῦτος L²M ‖ 21 θαυμασιώτατος M ‖ 22 οὖν LT
γὰρ O om. M ‖ 24 verba ὥστ' εὐλόγως κτλ. excerps. Orib. XXI
6, 2 ‖ 28 ἔχει MO ‖ ἔθους T ‖ 29 κενὰς L¹ corr. L² ‖ 30 οὕτως L¹
corr. L² ‖ κἂν cf. Hipp. Epid. 1, 8 (vol. V, 80 L)

λιμαγχικοῖσι, φησί, τὰς μετριότητας ἀπὸ τούτων σκεπτέον,
τῆς τῶν ἀγγείων εὐρύτητος δηλονότι καὶ στενότητος, οὐ τῆς
ἄλλης ἕξεως ὅλου τοῦ σώματος. οἱ μὲν γὰρ στενὰς ἔχοντες
τὰς φλέβας ὀλίγαιμοί τ' εἰσὶ καὶ μακρὰς ἀσιτίας οὐ φέρου-
σιν. ὅσοις δ' εὐρεῖαι καὶ πλῆθος αἵματος, τούτοις ἔνεστι
καὶ χωρὶς βλάβης ἀσιτῆσαι. αἱ δ' αἰτίαι τῶν εἰρημένων ἤδη
μὲν | δῆλαι, κἂν ἐγὼ μὴ λέγω, τοῖς γε προσέχουσι τὸν νοῦν. 606
ἐπεὶ δ' οὐ πάντες προσέχουσιν, ἀναγκαῖον ἤδη καὶ δι' ἐκεί-
νους εἰπεῖν, ὡς ὅσον ἐν αἵματι πῖόν τ' ἐστὶ καὶ κοῦφον καὶ
λεπτόν, ἐν μὲν τοῖς θερμοτέροις σώμασι τροφή τις γίγνεται
τοῦτο τῷ θερμῷ, κατὰ δὲ τὰ ψυχρότερα διασώζεται, καὶ τῶν
φλεβῶν ἔξω διηθούμενον, ἐπειδὰν μὲν ψυχροῖς περιπέσῃ
μορίοις, οἷοίπερ οἱ ὑμένες εἰσίν, ἐκείνοις περιπήγνυται,
κατὰ δὲ τὰ φύσει θερμότερα — τοιαῦτα δ' ἐστὶ δηλονότι
τὰ σαρκώδη — δαπανᾶταί τε πρὸς τοῦ θερμοῦ καὶ διαφορεῖ-
ται, πλὴν εἴ ποτε πρὸς τῷ ψυχροτέρῳ τῆς κράσεως ἔτι καὶ
τὸ τῆς διαίτης ἀταλαίπωρον ἐπιθρέψειέ τι καὶ αὐτοῖς τοῖς
σαρκώδεσι μορίοις πιμελῆς. οὕτω τοι καὶ τὰ φωλεύοντα ζῷα
πολλάκις εὑρίσκεται πιμελωδέστερα καὶ γυναῖκες ἀνδρῶν, ὅτι
καὶ τῇ κράσει ψυχρότερον ἄρρενος τὸ θῆλυ καὶ οἰκουρεῖ τὰ
πολλά.

Ὅσαι μὲν οὖν ἕξεις σωμάτων εὔκρατοί τ' εἰσὶ φύσει καὶ
πονοῦσι τὰ μέτρια, ταύτας ἀναγκαῖον εὐσάρκους γίγνε|σθαι, 607
τουτέστι πάντῃ συμμέτρους· ὅσοις δὲ τὸ μὲν ὑγρὸν αὔταρκες,
ἀπολείπεται δ' οὐ πολλῷ τῆς ἄκρας συμμετρίας τὸ θερμόν,
οὗτοι πολύσαρκοι γίγνονται. πολύσαρκοι δὲ καὶ ὅσοι φύσει
μὲν εὔκρατοι, ῥᾳθύμως δὲ καὶ ἀπόνως βιοῦσιν. εἴρηται γὰρ
δὴ καὶ τοῦτο κάλλιστα πρὸς τῶν παλαιῶν, ὡς ἐπίκτητοι

1 λιμαγχικοῖσι M λιμαγχονικοῖσι LOT ‖ φησί add. L² om.
L¹ ‖ 3 post ἔχοντες add. ὅλοι T ‖ 6 ἀσιτῆσαι LOT ἀσιτοῦσιν
M ‖ 8 ἤδη L ἴσως T ἴσως ἐστί M ἴσως ἐστί τι O ‖ 10 τοῦτ' ἐν
T ‖ τροφή τις LT τις om. MO ‖ 11 τοῦτο om. T ‖ τε καὶ T ‖
12 προσπέσῃ L ἐπιπέσῃ M ‖ 14 δ' εἰσὶ L ‖ 17 τὸ τῆς διαί-
της] cf. Orib. XXI, 6 ‖ ἐπιθρέψειέ τι L ἐπιθρέψει ἔτι MOT ‖
18 πιμελῆς LT πιμελή M πιμελήν O ‖ ἐμφωλεύοντα T ‖ 24 post
ταύτας add. μὲν LT μὲν οὖν M ‖ πάντῃ] πάνυ L ‖ ὅσοις L²MT
ὅσαις L¹ ‖ 26 οὗτοι L²MT αὗται L¹ ‖ ὅσοι LMT ὅσαι O ‖ 27 μέν
εἰσι L ‖ γὰρ δὴ] δὲ L

φύσεις εἰσὶ τὰ ἔθη, καὶ οὐδὲν ἴσως δεήσει τοῦθ᾽ ἅπαξ εἰρηκότας νῦν μηκέτι διορίζεσθαι καθ᾽ ἕκαστον κεφάλαιον, εἴτε φύσει ψυχρότερος εἴτ᾽ ἐξ ἔθους ὅδε τις, ἀλλὰ τοῦτο μὲν ἀπολιπεῖν τοῖς ἀναγιγνώσκουσιν, αὐτὸν δὲ βραχυλογίας ἕνεκα τὰς οἰκείας ἑκάστῃ τῶν κράσεων ἕξεις τοῦ σώματος ἐπελθεῖν. εἰσὶ δή τινες ἰσχνοί θ᾽ ἅμα καὶ φλέβας ἔχοντες μικράς, ἀλλ᾽ εἰ τέμοις ἐξ αὐτῶν ἡντινοῦν, προπίπτει πιμελή, δῆλον ὡς ὑποπεφυκυῖα τῷ δέρματι κατὰ τὸν ἔνδον ὑμένα. σπάνιον μὲν οὖν ἐπ᾽ ἀνδρῶν τὸ τοιοῦτον, ἐπὶ δὲ γυναικῶν καὶ πάνυ πολλάκις εὑρισκόμενον. ἔστι γὰρ καὶ φύσεως ψυχροτέρας καὶ ἀργοτέρου βίου τὸ τοιοῦτον γνώρισμα. πιμελὴ μὲν γὰρ
608 ἀεὶ διὰ ψῦξιν ἕξεως γίγνεται· πολυσαρκία δὲ πλήθους | αἵματος ἔκγονος, εὐσαρκία δὲ φύσεως εὐκράτου γνώρισμα. πάντως μὲν οὖν οἱ πολύσαρκοι καὶ τὴν πιμελὴν εὐθέως ἔχουσι πλείονα τῶν εὐσάρκων· οὐ μὴν ἀνάλογον ἀεὶ ταῖς σαρξὶν ἡ πιμελὴ συναύξεται, ἔστι γὰρ ἰδεῖν τῶν παχέων τοὺς μὲν τὴν σάρκα πλείονα, τοὺς δὲ τὴν πιμελὴν ἔχοντας, ἐνίοις δ᾽ ὁμοίως ἄμφω συνηυξημένα. οἷς μὲν οὖν ὁμοίως ἄμφω συνηύξηται, τοσούτῳ πλέον ὑγρόν ἐστιν ὑπὲρ τὴν εὔκρατον φύσιν, ὅσῳ καὶ ψυχρόν. οἷς δ᾽ ἡ πιμελὴ πλείων, τὸ ψυχρὸν ἐπὶ τούτων πλέον ἐστὶν ἤπερ τὸ ὑγρόν, ὥσπερ οἷς ἡ σὰρξ πλείων, ὑγρότης μέν ἐστι τοῦ δέοντος πλείων, οὐ μὴν καὶ ψῦξις. ὅταν γὰρ ἐν τοῖς οἰκείοις ὅροις μένοντος τοῦ θερμοῦ προσγένηταί τις αἵματος χρηστοῦ περιουσία, πολυσαρκίαν ἀναγκαῖον ἀκολουθῆσαι. τὸ δ᾽ ὅσῳ χρὴ πλέον εἶναι τοῦ συμμέτρου τὸ αἷμα, μέτρῳ μὲν οὐχ οἷόν τε μηνῦσαι καὶ σταθμῷ, λόγῳ δ᾽ ἐγχωρεῖ διελθεῖν. ὡς ἐπειδὰν μήπω

1 δεήσει scripsi: δεήσῃ T διοίσει cett. ‖ 3 post τις add. ἐγένετο O om. LMT ‖ 6 verba εἰσὶ δή τινες — 11 γνώρισμα excerps. Orib. XXI 6, 7 ‖ 7 προσπίπτει L (sed σ del.) προπίπτει M προσπίπτει OT ‖ 9 οὖν om. T ‖ post τοιοῦτον add. γνώρισμα L ‖ 11 γνώρισμα om L^1 add. L^2 γνώρισμα τὸ τοιοῦτον Orib. ‖ 13 ἔκγονος LMO ἔγγονος T post ἔκγονος add. ἐστὶ LT οὖσα M ‖ 14 οὖν om. L ‖ 15 εὐσάρκων LMT εὐκράτων O ‖ ἀνάλογος O ‖ 16 ἔστι γὰρ LM ἀλλ᾽ ἔστιν OT ‖ 18 συνηυξημένα LM συνηύξηται O ‖ οἷς μὲν οὖν LMT τούτοις μὲν οὖν οἷς O ‖ 20 ὅσῳ LT ὅσον MO ‖ 22 πλείων τοῦ δ. L ‖ 24 προσπήγνυται T ‖ περιουσία LMT πλεονεξία O

νοσῶδες μηδὲν γένηται τῷ τοῦ ζῴου σώματι σύμπτωμα παχυνομένῳ, τὸ πλῆθος τῆς ὑγρότητος τηνικαῦτα τῶν τῆς ὑγιείας ὅρων ἐντός ἐστιν. | ἐπιδέδεικται γὰρ ἡμῖν καὶ δι᾽ 609
ἄλλων, ὡς ἀναγκαῖόν ἐστιν οὐ σμικρὸν ὑποθέσθαι πλάτος τῆς ὑγιεινῆς καταστάσεως· ἀλλὰ καὶ νῦν φαίνεται σχεδὸν ἐν ὅλῳ τῷ λόγῳ τὴν μὲν εὔκρατόν τε καὶ μέσην φύσιν οἷον κανόνα τινὰ τῶν ἄλλων ἀεὶ τιθεμένων ἡμῶν, ὅσαι δ᾽ ἐφ᾽ ἑκάτερα τῆσδε, δυσκράτους ἀποφαινόντων· ὅπερ οὐκ ἂν ἦν, εἰ μὴ τὸ μᾶλλόν τε καὶ ἧττον ἡ ὑγιεινὴ κατάστασις ἐδέχετο. ἄλλη μὲν γάρ ἐστιν ἡ ὑγιεινή, ἄλλη δ᾽ ἡ νοσώδης δυσκρασία· νοσώδης μὲν ἡ ἐπὶ πλεῖστον ἀποκεχωρηκυῖα τῆς εὐκράτου, ὑγιεινὴ δ᾽ ἡ ἐπ᾽ ὀλίγον. ὁρίσαι δ᾽ οὐδ᾽ ἐνταῦθα μέτρῳ καὶ σταθμῷ τὸ ποσὸν ἐγχωρεῖ, ἀλλ᾽ ἱκανὸν γνώρισμα τῆς ὑγιεινῆς δυσκρασίας τὸ μηδέπω μηδεμίαν ἐνέργειαν τοῦ ζῴου βεβλάφθαι σαφῶς. ὅσον δ᾽ οὖν μεταξὺ τοῦ τ᾽ ἄκρως ἐνεργεῖν καὶ τοῦ βεβλάφθαι σαφῶς ἐνέργειαν ὑπάρχει, τοσοῦτον καὶ τῆς ὑγιείας τὸ πλάτος ἐστὶ καὶ τῆς κατ᾽ αὐτὴν δυσκρασίας. τούτῳ δ᾽ ἐφεξῆς ἐστιν ἡ νοσώδης δυσκρασία, ὅταν γε διὰ δυσκρασίαν νοσῇ | τὸ ζῷον· οὐ γὰρ δὴ διὰ ταύτην γε 610
μόνην ἀλλὰ καὶ κατ᾽ ἄλλας διαθέσεις οὐκ ὀλίγας, ὑπὲρ ὧν ἐν τοῖς περὶ τῆς τῶν νοσημάτων διαφορᾶς λογισμοῖς ἐπὶ πλέον εἰρήσεται.

Νυνὶ δὲ πάλιν ἀναληπτέον τὸν ἐξ ἀρχῆς λόγον. ὡς γὰρ τοῦ συμφύτου θερμοῦ τὴν ἀρίστην εὐκρασίαν φυλάττοντος αὐξηθὲν τὸ ὑγρὸν ἐν ὅροις ὑγιεινοῖς οὐ πιμελώδη τὸν ἄνθρωπον, ἀλλὰ πολύσαρκον ἀποδείκνυσι συναυξανομένης μὲν ἐπ᾽ ὀλίγον καὶ τῆς πιμελῆς, ἀλλὰ πολλῷ πλείονι μέτρῳ τῆς σαρκός, οὕτως αὖ πάλιν, εἰ καὶ τὸ ὑγρόν τε καὶ ξηρὸν ἀκριβῆ τὴν πρὸς ἄλληλα φυλάττοι συμμετρίαν, ἧττον δ᾽ εἴη

1 γίνηται T ‖ 2 τῷ πλήθει L ‖ 7 τινὰ LMT om. O ‖ τιθεμένων ἀεὶ τῶν ἄλλων L^1 ἡμῶν add. L^2 τ. ἀ. ἀ. τιθεμένοις MOT (ἡμῶν om.) ‖ 8 ἀποφαινόντων L^1M ἡμῶν add. L^2 ἀποφαίνουσιν O ἀποφαίνονται T ‖ 10 ἡ ὑγιεινὴ καὶ ἄλλη ἡ ν. L ὑ., ἀ. δ᾽ ἡ ν. T ὑ. ἀ. δὲ ν. O ν. ἀ. δὲ ὑ. M ‖ 14 μήπω M ‖ αὐτοῦ τοῦ ζῴου L^2T τοῦ ζῴου om. L^1 ‖ 16 τινὰ add. ante σαφῶς OT post σαφῶς add. L ‖ 19 γε om. M ‖ 20 καὶ om. M ‖ 26 συναυξομένης O ‖ 27 πλέονι L ‖ 28 εἰ καὶ LMT εἰ O ‖ τε om. M ‖ τὸ ξηρὸν TM ‖ 29 διαφυλάττοι L

θερμὸς ὁ ἄνθρωπος, ἀνάγκη πιμελῶδες μᾶλλον ἢ πολύσαρκον
γενέσθαι τούτῳ τὸ σῶμα. εἰ δ' αὖ πάλιν αὐξηθείη τὸ θερ-
μόν, ἐν συμμετρίᾳ μενούσης τῆς ἑτέρας ἀντιθέσεως, πλέον
ἀπολείπεται τούτῳ τὸ σῶμα πιμελῆς ἢ σαρκός· ὥσπερ εἰ καὶ
κρατήσαι ποτὲ τὸ ξηρόν, ἐν συμμετρίᾳ μενούσης τῆς ἑτέρας
ἀντιθέσεως, ἰσχνότερόν θ' ἅμα καὶ σκληρότερον ἔσται τὸ
σῶμα. ταῦτ' εἴρηταί μοι καὶ ἤδη δῆλον, ὡς οὐ λόγῳ μόνον
611 ἐδείχθησαν αἱ ἁπλαῖ δυσκρασίαι τοῖς τῶν ζῴων ὑπάρ|χουσαι
σώμασιν, ἀλλὰ καὶ τὰ γνωρίσματα σαφῆ πασῶν ἐστιν οὐκ
ἐν θερμότητι καὶ ψυχρότητι καὶ μαλακότητι καὶ σκληρότητι
μόνον, ἀλλὰ κἀν ταῖς ἄλλαις ἁπάσαις τῆς ἕξεως ὅλου τοῦ
σώματος διαφοραῖς, ὧν ὑπὲρ μὲν τῆς κατὰ λεπτότητά τε
καὶ πάχος εἴρηται νῦν, ὑπὲρ δὲ τῶν ἄλλων ἤδη λεγέσθω.

Cap. V. *Δασεῖα* μὲν ἡ θερμὴ καὶ ξηρὰ κρᾶσίς ἐστιν,
ἀλλ' αὕτη μὲν ἐσχάτως· μετρίως δ' ἡ θερμὴ μέν, σύμμετρος
δὲ κατὰ τὴν ἑτέραν ἀντίθεσιν, ὥσπερ γε καὶ ἡ ξηρὰ μέν,
εὔκρατος δέ κατὰ τὸ θερμόν τε καὶ ψυχρόν· ἔστι γὰρ καὶ
ἥδε μετρίως δασεῖα. ψιλαὶ δὲ τριχῶν αἱ ψυχραὶ πᾶσαι κρά-
σεις, εἴτ' οὖν ἀμέτρως ἔχοιεν ὑγρότητος εἴτε μετρίως. ἀλλ'
ἐσχάτως μὲν ἄτριχος ἡ ψυχρὰ καὶ ὑγρὰ κρᾶσις [ἐστίν],
ἔλαττον δὲ ταύτης ἡ ψυχρά θ' ἅμα καὶ κατὰ τὴν ἑτέραν
ἀντίθεσιν εὔκρατος, ἔτι δ' ἔλαττον ἡ ψυχρὰ θ' ἅμα καὶ
ξηρά. καίτοι δόξει τις, ὡς ἐν γῇ ξηρᾷ ταῖς πόαις ἀδύνατόν
ἐστι καὶ φῦναι καὶ τραφῆναι καὶ αὐξηθῆναι, κατὰ τὸν αὐ-
612 τὸν λόγον | κἀν τῷ δέρματι ταῖς θριξίν. ἔχει δ' οὐχ οὕτως·
γῆ μὲν γὰρ ὡς γῆ ξηρὰ λέγεται, δέρμα δ' ὡς δέρμα· καὶ

2 τούτῳ L^1 τοῦτο L^2T τούτου O ‖ αὖ πάλιν] ἔμπαλιν M ‖
3 πλεῖον T ‖ 4 τούτῳ τὸ σῶμα scripsi Cornarium secutus: τού-
τῳ τῷ ζῴῳ LMT τούτου τὸ ζῷον O ‖ 5 κρατήσαι L κρατῆσαι
L^2M κρατῆσαν L^3T ‖ 6 post ἀντιθέσεως add. διssῶς πλέον ἀπο-
λείπεται τούτῳ M ‖ σκληρότερον O ξηρότερον LM ‖ 7 δῆλον ἤδη
O ‖ μόνον LM μόνῳ OT ‖ 9 οὐκ LMT οὔκουν O ‖ 11 κἀν LT
καὶ MO ‖ ὅλου τ. σ. LMT τοῦ ὅλ. σ. O ‖ 12 τε LMT om. O ‖
13 παχύτητα M ‖ 14 θ. κρᾶσίς ἐστι καὶ ξηρὰ L ξ. κ. θ. κρ. ἐ. T ‖
17 τε om. LT τε καὶ ψυχρόν om. M ‖ 20 ἐστίν om. LT ‖ 22 θ'
ἅμα LM om. O τε καὶ T (om. ἅμα) ‖ 23 δόξειεν L^1 δόξειεν ἂν
L^2 ‖ 24 φῦναι M φυῆναι LOT ‖ αὐξηθῆναι καὶ τραφῆναι LM ‖
κατὰ LMT om. O

τοίνυν τὸ μὲν ἐν γῇ ξηρὸν ἄνικμον ἐσχάτως ἐστί, τὸ δ' ἐν
ἀνθρώπου σώματι καὶ τῶν ὁμοίων ἀνθρώπῳ ζῴων οὔτ'
ἄνικμον ἐπιτήδειόν τε καὶ μάλιστα πάντων εἰς γένεσιν τρι-
χῶν. ἐκ μὲν γὰρ τῶν ὀστρακοδέρμων τε καὶ μαλακοστράκων,
οἷον ὀστρέων καὶ καράβων καὶ καρκίνων, ὅσα τε φολιδωτὰ
τῶν ζῴων ἐστίν, ὥσπερ οἱ ὄφεις, ἢ λεπιδωτά, καθάπερ οἱ
ἰχθύες, οὐκ ἂν δύναιτο φύεσθαι θρίξ. ὄντως γάρ ἐστι τὰ
τούτων δέρματα τελέως ξηρὰ δίκην ὀστράκου τινὸς ἢ πέτρας.
ἐκ μέντοι τῶν μαλακοδέρμων, οἱόνπερ καὶ ὁ ἄνθρωπός
ἐστιν, ὅσῳπερ ἂν ξηρότερόν τε καὶ θερμότερον ᾖ τὸ δέρμα,
τοσούτῳ μᾶλλον ἐγχωρεῖ φύεσθαι τρίχας. ἵνα γάρ, ὡς ἐκεῖ-
νοι προκαλοῦνται, τῷ τῆς γῆς ἑπώμεθα παραδείγματι, τὰς
πόας οὔτ' ἐν ξηρᾷ πάνυ καὶ αὐχμώδει φύεσθαι δυνατὸν
οὔτ' ἐν ὑγρᾷ καὶ τελματώδει, ἀλλ' ἐπειδὰν μὲν ἄρχηται δα-
πανᾶσθαι τὸ περιττὸν τῆς ὑγρότητος, ἐκφύονται | τῆς γῆς· 613
αὐξάνονται δ' ἐπὶ πλέον, ὅταν καὶ ἥδε ξηραίνηται, μετρίως
μὲν ἐν τῷ ἦρι, τάχιστα δὲ καὶ μέχρι πλείστου κατὰ τὴν
ἀρχὴν τοῦ θέρους, ἀποξηραίνονται δὲ τελέως αὐανθείσης
τῆς γῆς ἐν μέσῳ τῷ θέρει. καί σοι πάρεστιν, εἰ βούλει,
καὶ νῦν, ὥσπερ που κἀν τῷ πρὸ τούτου λόγῳ δέδεικται, τὸ
μὲν ἔαρ, ὅτι τῶν ὡρῶν εὐκρατότατόν ἐστιν, εἰκάζειν εὐκρά-
του δέρματος φύσει καὶ μάλιστά γε τὰ μέσα τῆς ὥρας τῆσδε.
τηνικαῦτα γὰρ οὖν καὶ ἡ γῆ μέση πως ὑγρότητός τε καὶ
ξηρότητός ἐστιν. ὅσα δὲ τῷ θέρει συνάπτει τῆς ἠρινῆς
ὥρας, ταῦτ' ἤδη ξηροτέραν ἔχει τοῦ συμμέτρου τὴν γῆν, ἔτι
δὲ μᾶλλον ἀρχομένου θέρους.

Ὃ τοίνυν λέγω δέρμα θερμὸν καὶ ξηρόν, εἰκάζοις ἂν
μάλιστα τῇ τῆς γῆς διαθέσει τῇ γιγνομένῃ τελευτῶντος ἦρος
ἢ ἀρχομένου θέρους. μεσοῦντος γὰρ θέρους ἄκρως ξηρὰ

2 ὁμοίως L ‖ οὔτ' O οὐκ cett. ‖ 4 μαλακοστράκων A μαλακο-
σάρκων codd. ‖ 5 ὀστρείων M ‖ 9 οἱόνπερ LMT οἷον O ‖ ὁ ἄνθρ.
M ἄνθρ. cett. ‖ 10 ὅσῳπερ LT ὅσονπερ MO ‖ 11 τοσούτῳ LM
τοσόνδε O τοσῷδε T ‖ 13 πάνυ post αὐχμ. coll. O ‖ γῇ add. ante
φύεσθαι OT post πάνυ L om. M ‖ 21 super τῶν add. πασῶν L^2
πασῶν ὡρ. MT ‖ ἐστὶν εὔκρατον L εὐκρατόν ἐστιν O ἐ. εὐκρατώ-
τατον M ἐστιν εὐκρατόν ἔστιν (sic) T ‖ 23 γὰρ οὖν] γοῦν L ‖
25 ἤδη ταῦτα LMT ‖ 29 μὲν γὰρ LT μὲν O

γίγνεται τοῖς τῶν ὀστρακοδέρμων ὁμοίως, οὐ μὴν ἀνθρώπων γ' ἢ συῶν ἢ ὄνων ἢ ἵππων ἢ ἄλλου του τῶν τριχωτῶν ζῴων. ὥστ', εἴπερ τῇ γῇ βούλονται παραβάλλειν τὸ
614 δέρμα, | καὶ κατὰ τοῦτο τὸν λόγον ὁμολογοῦντα τοῖς πρὸς ἡμῶν ἔμπροσθεν εἰρημένοις εὑρήσουσιν. αὐτοὶ δὲ σφᾶς αὐτοὺς ὑπὸ τῆς ὁμωνυμίας σοφισθέντες παραλογίζονται. ἐν γὰρ τῷ θερμῷ καὶ ξηρῷ δέρματι πολλὰς καὶ μεγάλας ἐλέγομεν φύεσθαι τρίχας, ὡς ὑπὲρ ἀνθρώπου δηλονότι ἢ ζῴου τριχωτοῦ τὸν λόγον, οὐχ ὑπὲρ ὀστρέων τε καὶ καρκίνων ποιούμενοι. διαπνεῖται μὲν γὰρ ἀεί τι καθ' ἕκαστον δέρμα [ὑπὸ] τοῦ θερμοῦ συναπάγοντος ἑαυτῷ τῆς ἔνδοθεν ὑγρότητος οὐκ ὀλίγον. ἀλλ' ἐν οἷς μὲν ὑγρόν ἐστι τὸ δέρμα καὶ ἀκριβῶς μαλακόν, οἷος ὁ νεωστὶ πηγνύμενος τυρός, οὐχ ὑπομένουσιν αἱ τῶν διεκπεσόντων ὁδοί, τῶν τέως διεστηκότων αὐτοῦ μορίων αὖθις ἀλλήλοις ἑνουμένων· ἐν οἷς δ' ἤδη σκληρὸν ὑπάρχει πεπηγότι παραπλήσιον τυρῷ, κατατιτρᾶται μὲν ὑπὸ τῆς ῥύμης τῶν ἐξιόντων, ἑνωθῆναι δ' ὑπὸ ξηρότητος οὐ δυνάμενον ὑπομένοντας ἴσχει τοὺς πόρους ἀεὶ καὶ μᾶλλον συριγγουμένους ταῖς συνεχέσι πληγαῖς τῶν διαρρεόντων. ἐὰν μὲν οὖν τὸ διαρρέον ἢ ἀτμὸς ἢ ὑγρὸν εἰλικρινὲς
615 ᾖ, τῷ μὲν ἀτμῷ ταχεῖά τ' ἐστὶ καὶ ἀκώλυτος ἡ | φορά· τὸ δ' ὑγρὸν ἴσχεται πολλάκις ἐν τοῖς μικροτέροις πόροις καί τι καὶ παλινδρομεῖν αὖθις πρὸς τὸ βάθος ἀναγκάζεται. εἰ δ' οἷον αἰθαλώδης τε καὶ παχεῖα καὶ γεώδης ἡ ἀναθυμίασις εἴη, κίνδυνος αὐτῇ πολλάκις ἐν ταῖς στεναῖς τῶν διεξόδων σφηνωθείσῃ μήτ' εἴσω ῥᾳδίως ὑπονοστεῖν ἔτι μήτε κενοῦσθαι δύνασθαι. ταύτην οὖν ἑτέρα τοιαύτη πάλιν ἐκ

1 post ὀστρακοδέρμων add. ζῴων MOT om. L ‖ post μὴν add. καὶ LM om. O ‖ 2 γ' om. O ‖ του LMT τινὸς O ‖ 4 πρὸς ἡμῶν om. M ‖ 5 εὑρίσκουσιν L ‖ 6 σοφισθέντας L ‖ 7 ξηρῷ κ. θ. OT ‖ 8 ἢ] καὶ LT ‖ 9 τοῦτον τὸν λ. M ‖ ὀστρείων LM ‖ 10 ἀεὶ τὸ δέρμα T (om. καθ' ἕκαστον) ‖ δέρμα post θερμοῦ colloc. O ‖ 11 ὑπὸ om. M ‖ 13 οἷον L^1T οἷος L^2 ‖ 14 αὐτῶν αἱ M ‖ 15 αὐτοῖς L^1 αὐτοῦ L^2 ‖ 16 παραπλησίως LT ‖ κατατίτραται LO ‖ 18 οὐ LMT μή O ‖ 20 οὖν om. L ‖ 22 μικροτάτοις L ‖ 23 καί τι καὶ T εἴ τι καὶ L καίτοι καὶ M ‖ αὖθις L εἴσω MOT ‖ πρὸς LOT εἰς M ‖ 25 εἴη M ᾖ LO ‖ 27 δύναται M ‖ ταῦτ' οὖν ἕτερα O

τοῦ βάθους ἀναφερομένη πλήττει τε καὶ ὠθεῖ πρόσω καὶ ταύτην αὖθις ἑτέρα κἀκείνην ἄλλη καὶ πολλὰς αἰθαλώδεις οὕτω μοι νόει σφηνουμένας ἐπ' ἀλλήλαις ἀναθυμιάσεις ἐν τῷ χρόνῳ περιπλέκεσθαί τε καὶ συνάπτεσθαι καί τι ποιεῖν ἓν σῶμα τοιοῦτον, οἷον ἐκτὸς ἡ λιγνύς ἐστι, πλὴν ὅσῳ πεπύκνωται, τοσούτῳ καὶ ἀκριβῶς ἔσφιγκται τῇ τῆς διεξόδου στενότητι πιληθέν. ἐπειδὰν δὲ τὸν πόρον ἀποφράξῃ πάντα τὸ τοιοῦτον σῶμα, τοὐντεῦθεν ἤδη βιαίως πληττόμενον ὑπὸ τῶν ὁμοίων ἑαυτῷ περιττωμάτων οὐκ ἐχόντων διέξοδον ὠθεῖται πρόσω σύμπαν ἐν τῷδε, ὥστε καὶ προκύπτειν ἀναγκάζεται τοῦ δέρματος ἱμαντῶδες ἤδη γεγονός.
| ἔοικε δ' αὐτοῦ τὸ μὲν ἐν τῷ πόρῳ σφηνωθὲν οἷον ῥίζῃ 616
τινὶ πόας ἢ φυτοῦ, τὸ δ' ἐξέχον ἤδη τοῦ δέρματος οἷόνπερ αὐτὸ τὸ φυτόν.

Ἡ θρὶξ δ' ἐστὶ μέλαινα μέν, ὅταν ὑπὸ ῥώμης τοῦ θερμοῦ συγκαυθείσης τῆς ἀναθυμιάσεως ἀκριβὴς λιγνὺς γένηται τὸ περίττωμα, ξανθὴ δ', ὅταν ἧττον κατοπτηθῇ. ξανθῆς γὰρ χολῆς τηνικαῦτ' ἐστὶν ἰλυῶδες περίττωμα τὸ σφηνωθέν, οὐ μελαίνης. ἡ δὲ λευκὴ θρὶξ ἔκγονος φλέγματος, ἡ πυρρὰ δ', ὥσπερ τῇ χρόᾳ μεταξὺ ξανθῆς ἐστι καὶ λευκῆς, οὕτω καὶ τῇ γενέσει μεταξὺ φλεγματώδους τε καὶ χολώδους ἰλύος. οὖλαι δὲ τρίχες ἢ διὰ τὴν ξηρότητα τῆς κράσεως ἢ διὰ τὸν πόρον, ἐν ᾧ κατερρίζωνται, γίγνονται, διὰ μὲν τὴν ξηρότητα παραπλησίως ἱμᾶσι τοῖς ἐπὶ πλέον ὑπὸ πυρὸς ξηρανθεῖσι. καίτοι τί δεῖ τῶν ἱμάντων μνημονεύειν αὐτὰς τὰς τρίχας ὁρῶντας, εἰ πλησιάσειαν πυρί, παραχρῆμα διαστρεφομένας; οὕτω μὲν οὖν Αἰθίοπες ἅπαντες οὖλοι. τῇ δὲ τῶν πόρων ἐν οἷς ἐρρίζωνται φύσει κατὰ τάδε. πολλάκις μὲν ἡ ἀναθυ-
|μίασις εὐθυπορεῖν ὑπ' ἀρρωστίας ἀδυνατοῦσα, καθ' ὃν ἂν 617
αὐτὴ τρόπον ἑλίττηται, καὶ τὸν πόρον οὕτως ἐτύπωσεν. ἐνίοτε δ' ἡ μὲν ἀναθυμίασις εὔρωστός ἐστιν, ὑπὸ δὲ τῆς τοῦ δέρματος φύσεως σκληροτέρας τοῦ προσήκοντος οὔσης

1 ἀναπεμπομένη L ‖ 3 μοι νόει οὕτω O ‖ 5 ὅσῳ L^2 ὅπερ L^1 ὅσα MT ‖ 6 τοσούτῳ L^2 τούτῳ L^1M ταῦτα T ‖ 7 πιληθέντα T ‖ 8 πάντα ἀποφρ. L ‖ ἤδη om. L ‖ 18 γὰρ] δὲ L ‖ 26 ὁρῶντες L ‖ πλησιάσαιεν M ‖ 28 ἐν om. OT ‖ ἐνερρίζωνται MT ‖ 30 αὐτὴ M αὕτη cett., τρόπον αὕτη L

εἰργομένη φέρεσθαι καθ' εὐθὺ πρὸς τὸ πλάγιον ἐπιστρέφεται, καθάπερ γε κἀκτὸς ἰδεῖν ἔστιν οὐ μόνον ἀτμὸν ἢ καπνὸν ἀλλὰ καὶ τὰς φλόγας αὐτάς, ὅταν ἀποκλεισθῶσι τῆς ἄνω φορᾶς, λοξὰς ἐφ' ἑκάτερα μέρη σχιζομένας. οὕτως οὖν καὶ ἡ ἐκ τοῦ σώματος ἀναθυμίασις, ὅταν εἰρχθῇ κατά τι καὶ κωλυθῇ φέρεσθαι πρόσω, λοξὴν ὑπὸ τὸ δέρμα διέξοδον ὁδοποιεῖται, μέχρι περ ἂν ἀθροισθεῖσα χρόνῳ πλείονι βιάσηταί τε καὶ ἀναπνεύσῃ πρὸς τοὐκτός. ἐνίοτε δ' ἅμ' ἀμφοῖν συνδραμόντων, ἀρρώστου τε τῆς πρώτης ἀναθυμιάσεως, ἣ τὸν πόρον ἐδημιούργησε, καὶ ξηροῦ τοῦ δέρματος, ἡ λοξότης γίγνεται ταῖς ῥίζαις τῶν τριχῶν. οἷαι δ' ἂν ἐν τῇ ῥιζώσει διαπλάττωνται, τοιαύτας εἰκὸς ὑπάρχειν αὐτὰς ἕως παντός. οὐδὲ γὰρ οὐδ' ἄλλο τι τῶν σκληρῶν καὶ ξηρῶν σωμάτων
618 *εὐθῦναι δυνατὸν | ἄνευ τοῦ μαλάξαι πρότερον. αὕτη μὲν οὖν ἡ γένεσις τῶν τριχῶν.*

Ἐφεξῆς δ' ἂν εἴη λέγειν τὰς αἰτίας ἁπάντων τῶν συμβεβηκότων ταῖς κράσεσιν ἐν ταῖς τῶν τριχῶν διαφοραῖς καθ' ἡλικίαν καὶ χώραν καὶ φύσιν σώματος. Αἰγύπτιοι μὲν οὖν καὶ Ἄραβες καὶ Ἰνδοὶ καὶ πᾶν τὸ ξηρὰν καὶ θερμὴν χώραν ἐποικοῦν ἔθνος μελαίνας τε καὶ δυσαυξεῖς καὶ ξηρὰς καὶ οὔλας καὶ κραύρας ἔχουσι τὰς τρίχας. ὅσοι δ' ἔμπαλιν τούτοις ὑγρὰν καὶ ψυχρὰν χώραν ἐποικοῦσιν, Ἰλλύριοί τε καὶ Γερμανοὶ καὶ Δαλμάται καὶ Σαυρομάται καὶ σύμπαν τὸ Σκυθικὸν εὐαυξεῖς μετρίως καὶ λεπτὰς καὶ εὐθείας καὶ πυρράς· ὅσοι δ' ἐν τῷ μεταξὺ τούτων εὔκρατον νέμονται γῆν, εὐαυξεστάτας τε καὶ ἰσχυροτάτας καὶ μελαίνας μετρίως καὶ παχείας συμμέτρως καὶ οὔτ' ἀκριβῶς οὔλας οὔτ' ἀκριβῶς εὐθείας. οὕτω δὲ κἀν ταῖς ἡλικίαις βρέφεσι μέν, οἷαίπερ αἱ τῶν Γερμανῶν, ἀκμάζουσι δὲ [οἷαι] τοῖς Αἰθίοψιν, ἐφήβοις δὲ καὶ παισὶ τοῖς εὔκρατον ἐποικοῦσι γῆν ἔθνεσιν ἀνάλογον αἱ τρίχες ἔχουσιν ἰσχύος τε καὶ πάχους καὶ μεγέθους καὶ χρόας.

2 *γε* om. LM ‖ *καὶ ἐκτὸς* L ‖ *ἐστὶν ἰδεῖν* LT ‖ 3 *ἄνω*] *ἔξω* L ‖ 6 *πρόσω* LOT *πρὸς τοὐκτὸς* M ‖ *λοξῶς* T ‖ 7 *μέχρις ἂν* T (om. *περ*) ‖ *πλέονι* LM ‖ 8 post *ἀμφοῖν* add. *ὁμοῦ* LM ‖ 9 *συνελθόντων* L ‖ *ἣ* LT *ἥτις* MO ‖ 10 *σκληροῦ* M ‖ 13 *οὐδ'* om. L ‖ *ξηρῶν καὶ σκληρῶν* L ‖ 15 *οὖν* om. M ‖ 19 *οὖν* om. L *μὲν γὰρ* M ‖ *ξηρὰν κ. θ. χώραν* L *θ. κ. ξ. χ.* M *θ. κ. ξ.* (omisso *χώραν* vocab.) O ‖ 20 *χώραν* post *ἔθνος* colloc. T ‖ 22 *ἐποικοῦσιν* L *οἰκοῦσιν* MOT ‖ 23 *καὶ Δαλμάται* om. OT ‖ *καὶ Σαυρομάται* om. L ‖ 25 *οἱ δὲ πρὸς τὰς μεταξὺ τούτων* M ‖ *νέμονται* L *νεμόμενοι* MOT ‖ 26 post *γῆν* exhibet L *οὔτε ἀκριβῶς εὐθείας οὔτε ἀκριβῶς οὔλας ἀλλ' εὐαυξεστάτας κτλ.*

Οὕτω δὲ καὶ κατ' αὐτὰς τῶν σωμάτων τὰς φύσεις | ἀνάλογον ἡλικίαις τε καὶ χώραις αἱ τρίχες διάκεινται. παῖ- 619
δες μὲν οἱ πάνυ σμικροὶ ψιλοὶ τριχῶν, ὅτι μήπω μήτε πόρος αὐτοῖς ἐστι μηδεὶς κατὰ τὸ δέρμα μήτε λιγνυώδη περιττώματα. προσάγοντες δὲ τῷ ἡβάσκειν ὑποφύουσι σμικρὰς καὶ ἀσθενεῖς, ἀκμάζοντες δ' ἰσχυροτέρας καὶ πολλὰς καὶ μεγάλας καὶ μελαίνας ἴσχουσιν, ὅτι τε πλῆθος ἤδη πόρων ἐν αὐτοῖς ἐγένετο καὶ ὅτι μεστοὶ τῶν αἰθαλωδῶν εἰσι περιττωμάτων ὑπὸ ξηρότητός τε καὶ θερμότητος· αἱ δ' ἐν τῇ κεφαλῇ τε καὶ ταῖς ὀφρύσι καὶ κατὰ τὰ βλέφαρα καὶ παισὶν οὖσιν ἡμῖν ὑπάρχουσιν ἤδη. γένεσις γὰρ δὴ ταύταις οὐχ οἵα ταῖς πόαις, ἀλλ' οἵα τοῖς φυτοῖς κατὰ πρῶτον λόγον ὑπὸ τῆς φύσεως ἀπειργασμέναις, οὐκ ἐξ ἀνάγκης ἑπομέναις ταῖς κράσεσιν, ὡς κἀν τοῖς Περὶ χρείας μορίων δείκνυται. ἀλλά τοι κἂν ταῖσδε τὸ μὲν εἶναι διὰ τὴν τῆς φύσεως τέχνην, τὸ δ' ἤτοι μελαίναις ἢ πυρραῖς ἤ τιν' ἄλλην ἐχούσαις διαφορὰν ἐξ ἀνάγκης ἕπεται τῇ κράσει τῆς ἡλικίας. ὑπόπυρροι μὲν γάρ εἰσι τοὐπίπαν, ὅτι καὶ τὸ σφηνούμενον ἐν τοῖς πόροις οὐδέπω μέλαν | ἐστίν· ἥ τε γὰρ ὑγρότης πολλὴ καὶ ἡ διέξο- 620
δος ῥᾳδία καὶ ἡ σύγκαυσις ἀσθενής· εὐαυξεῖς δὲ καὶ παχεῖαι συμμέτρως τῇ τῶν τρεφόντων αὐτὰς περιττωμάτων ἀφθονίᾳ. τὸ μὲν γὰρ μόριον αὐτὸ τοῦ σώματος, ἐν ᾧ γίγνονται, ξηρόν· ὅλον γὰρ τὸ κρανίον ὀστέϊνόν ἐστι· τὸ δὲ περικείμενον αὐτῷ δέρμα ξηρότερον τοσούτῳ τοῦ κατὰ τὸ λοιπὸν σῶμα δέρματος ἅπαντος, ὅσῳπερ καὶ σκληρότερον.

2 *αἱ* LM om. OT ‖ 4 *ἔχουσιν* om. LM ‖ post *τε* add. *πέρι* LO om. MT ‖ 6 *οὕτω δὴ* T ‖ 8 *μὲν* LM *μὲν γὰρ* O ‖ *μήπω* om. L ‖ 9 *μηδείς ἐστιν αὐτοῖς* L ‖ *λιγνυῶδες περίττωμα* L ‖ 10 *προάγοντες* T ‖ *μικρὰς* L ‖ 14 *τε καὶ* LMT *καὶ* O ‖ vocabula *ἐν τῇ κεφαλῇ* expunx. L ‖ 16 *ὑπάρχουσιν ἡμῖν* L ‖ 18 *οὐκ* LOT *καὶ οὐκ* M ‖ 20 *κἂν* LT *καὶ* MO ‖ 24 post *ἐστίν* add. *ὅλον* O ‖ 29 *αὐταῖς* L ‖ *τοσοῦτο* L *τοσούτῳ ξ.* O ‖ 30 *ὅσῳπερ*] *ὅσον* L

ἀναφέρεται μέντοι πλῆθος οὐκ ὀλίγον ἔκ τε τῶν κατὰ τὸν
ἐγκέφαλον, ἤδη δὲ κἀξ ὅλου τοῦ σώματος αἰθαλωδῶν περιττω-
μάτων, ὥσθ' οἷον τοῖς ἀκμάζουσιν ὅλον γίγνεται τὸ σῶμα,
τοιοῦτον ἤδη τὸ δέρμα τῆς κεφαλῆς ἐστι τοῖς βρέφεσιν.

Εὐλόγως οὖν ἔνιοι φαλακροῦνται τοῦ χρόνου προϊόντος,
οἷς ἐξ ἀρχῆς ἦν ξηρότερον τὸ δέρμα. δέδεικται γὰρ ἔμ-
προσθεν, ὡς τῶν γηρασκόντων ἅπαντα ξηραίνεται τὰ μόρια.
γίγνεται δὲ πολλοῖς ὀστρακῶδες τὸ δέρμα πλέον ἢ δεῖ ξη-
ρανθέν. ἐν τοιούτῳ δ' οὐδὲν φύεσθαι δύναται, καθότι καὶ
διὰ τῶν ἔμπροσθεν ὡμολόγηται. καὶ γὰρ δὴ καὶ τῶν χει-
621 ρῶν τὰ ἔνδον ὥσπερ γε καὶ τὰ κάτω τῶν ποδῶν | ἄτριχα
καὶ ψιλὰ ξηρότητί τε καὶ πυκνότητι τοῦ κατ' αὐτὰ τένοντος,
ὃς ὑποτέτακται τῷ δέρματι. ὅσοις δ' εἰς τέλος ξηρότητος
οὐκ ἀφικνεῖται τὸ δέρμα τῆς κεφαλῆς, ἄρρωστοι τούτοις
γίγνονται καὶ λευκαὶ πάντως αἱ τρίχες, ἃς ὀνομάζουσιν οἱ
ἄνθρωποι πολιάς, ἄρρωστοι μὲν ἐνδείᾳ τῆς οἰκείας τροφῆς,
λευκαὶ δέ, διότι καὶ τὸ τρέφον αὐτὰς τοιοῦτον οἷον εὐρώς
τις φλέγματος ἐν χρόνῳ διασαπέντος. ὅταν γὰρ ὁ μὲν πόρος
ἔτι μένῃ, τὸ περίττωμα δ' ὀλίγον ᾖ καὶ γλίσχρον, ἀρρώστως
δ' ὑπὸ τῆς θερμασίας ὠθῆται πρόσω, πάσχει τι παραπλήσιον
ἐν τῷδε σηπεδόνι καὶ δὴ φαλακροῦνται μὲν μᾶλλον τὸ βρέγμα
γηρῶντες οἱ ἄνθρωποι, πολιοῦνται δὲ τοὺς κροτάφους μᾶλ-
λον, ὅτι τὸ μὲν ξηρότατόν ἐστι τῶν μορίων ἁπάντων τῆς
κεφαλῆς· ἐπὶ γὰρ ὀστῷ τὸ δέρμα ταύτῃ ψιλῷ· οἱ κρόταφοι
δ' ὑγρότεροι· μύες γὰρ ἐνταῦθ' εἰσὶν ὑπὸ τῷ δέρματι μεγά-
λοι, σαρκώδης δὲ πᾶς μῦς, ἡ δὲ σὰρξ ὀστοῦ καὶ δέρματος
ὑγροτέρα.

---

3 οἷον ἐν LT ‖ ὅλον om. L^{1} add. L^{2} ‖ 6 ξηρότερον M Corn. σκληρότερον cett. ‖ δέρμα] βρέγμα M ‖ 7 ξηραίνονται L ‖ 8 δὲ LOT δὴ M ‖ πλέον LOT ἐπὶ πλ. M ‖ 10 δὴ] οὖν L om. T ‖ 11 τὸ ἔνδον M ‖ γε LM δὴ T om. O ‖ post ποδῶν add. ἀεὶ OT ‖ ἄτριχα ἢ καὶ LMO ἄτριχα καὶ om. T ‖ 12 ξηρότητί τε κ. πυκνότητι L ξ. κ. π. καὶ ψυχρότητι MT ξηροτάτου κ. πυκνοτάτου O ‖ post τένοντος add. ὄντος OT ‖ 14 τούτ. γίγν. ἄρρ. L ‖ 15 πάντως] πως L ‖ 18 γὰρ] δὲ L ‖ 19 μένῃ ἔτι L ‖ 24 ψιλῷ L^{1}O ψιλόν L^{2}M ψυχρόν T ‖ 25 ὑγρότατοι L ‖ εἰσὶν ἐνταῦθα LM ‖ τὸ δέρμα L ‖ 27 ὑγροτέρα post σὰρξ colloc. LMT

Cap. VI. Ἀκριβῶς δὲ χρὴ προσέχειν τῷ λεγομένῳ τὸν 622
νοῦν, ὅπως μὴ λάθωμεν ἡμᾶς αὐτοὺς παρακούσαντές τι
καὶ σφαλέντες, οἷα δὴ πολλοὶ τῶν πάνυ δοκούντων ἀρίστων
ἰατρῶν εἶναι σφάλλονται, εἴ τίς ἐστι φαλακρός, εὐθὺς τοῦ-
τον οἰόμενοι ξηρὰν ἔχειν ἅπαντος τοῦ σώματος τὴν κρᾶσιν.
οὐ γὰρ δὴ ἁπλῶς οὕτως εἰκάζειν ἐχρῆν, ἀλλὰ διορίζεσθαι
πρότερον ἄμεινον ἦν, ὡς τῶν ἀνθρώπων τὸ σῶμα τῶν μὲν
ὁμαλῶς κέκραται σύμπαν, ἐνίων δὲ καὶ οὐκ ὀλίγων τούτων
ἀνωμάλως διάκειται. τὰ μὲν γάρ τινα τῶν μορίων αὐτοῖς
ὑγρότερα τοῦ συμμέτρου τε καὶ προσήκοντός ἐστι, τὰ δὲ
ψυχρότερα, τὰ δὲ ξηρότερα, τὰ δὲ θερμότερα, τὰ δὲ καὶ
παντελῶς εὔκρατά τε καὶ σύμμετρα. δεῖ δὲ προσέχειν μά-
λιστα τούτῳ τὸν νοῦν, ἐπειδὰν ἐπισκέπτῃ σώματος κρᾶσιν.
εἰ μὲν γὰρ ὁμαλῶς εὔρυθμον ὅλον ἐστὶν ἁπάσας τε τῶν
μορίων ἀποσῶζον τὰς πρὸς ἄλληλα συμμετρίας ἐν μήκει καὶ
πλάτει καὶ βάθει, δύναιτ' ἂν ὅλον ὁμοίως κεκρᾶσθαι τὸ
τοιοῦτον. εἰ δέ τι σῶμα θώρακα μὲν ἔχει καὶ τράχηλον καὶ
ὤμους μεγίστους, ἰσχνὰ δὲ καὶ σμικρὰ τὰ κατ' ὀσφὺν | καὶ 623
σκέλη λεπτά, πῶς ἂν ὁμοίως εἴη τοῦτο διακείμενον ἅπασι
τοῖς μορίοις; οὐ μὴν οὐδ' εἰ τὰ μὲν σκέλη παχέα καὶ τὰ
κατ' ὀσφὺν εὐρέα, τὸν θώρακα δ' ἔχει στενόν, οὐδὲ τοῦτ'
ἂν εἴη κεκραμένον ὁμαλῶς τοῖς μορίοις. ἕτερα δὲ σώματα
μεγίστην ἔχει τὴν κεφαλήν, ἕτερα δὲ σμικράν, οἵανπερ οἱ
στρουθοί. καὶ τοῖς σκέλεσι τὰ μὲν βλαισά, τὰ δὲ ῥαιβά,
καὶ ἄκροις τοῖς κώλοις τὰ μὲν ἰσχνά, τὰ δὲ παχέα, καὶ
θώραξ τοῖς μέν, ὡς εἴρηται πρόσθεν, εὐρύς, ἐνίοις δὲ στε-
νὸς οὕτως ὡς σανίς, οὓς δὴ καὶ σανιδώδεις ὀνομάζουσιν.
ὅταν δὲ καὶ τὰ κατ' ὠμοπλάτας αὐτοῖς ἄσαρκα τελέως ᾖ

---

6 δὴ om. M ‖ οὕτως ἁπλῶς O ‖ verba ἀλλὰ διορίζεσθαι usque ad ἅπασι τοῖς μορίοις excerps. Orib. XXI 6, 36 ‖ διορίσασθαι M ‖ 7 τῶν μὲν] τὸ μὲν L^{1}T ‖ 8 καὶ om. M, post ὀλίγων add. γε L^{1} τὰ L^{2} δὲ M ‖ 9 γάρ τινα L γὰρ cett. ‖ 11 τὰ δὲ θερμ. τὰ δὲ ξηρ. L τὰ δὲ ξ. τ. δ. θ. om. M ‖ 12 τε] ἢ M ‖ 14 τε add. post εὔρυθμον L ‖ ἁπάσας τε M Orib. ἁπάσας L καὶ πάσας OT ‖ 16 καὶ β. κ. πλ. L ‖ ὅλον LMT ὅλως O ‖ 19 post λεπτά add. καὶ ξηρά L^{2}OT om. L^{1}M ‖ 21 τὸν δὲ θ. M ‖ ἔχοι L ‖ 22 δέ γε M ‖ 23 οἵανπερ LT περ om. MO ‖ 28 ᾖ] ὦσι L

καὶ γυμνὰ καὶ προπετῆ δίκην πτερύγων, ὀνομάζονται μὲν αἱ τοιαῦται φύσεις ὑπὸ τῶν ἰατρῶν πτερυγώδεις, εἰς ὅσον δ' ἥκουσι κακίας ἀπολωλεκότος τοῦ θώρακος ὀλίγου δεῖν ἅπασαν τὴν ἐντὸς εὐρυχωρίαν, ἐν ᾗ πνεύμων τε καὶ καρδία τέτακται, πρόδηλον παντί. μυρίαι δ' ἄλλαι τῶν τοῦ σώματός εἰσι μορίων προδήλως αἱ διαθέσεις, ὅταν ἐκτραπόμενον τῆς φυσικῆς ἀναλογίας εἰς ἀνώμαλόν τινα δυσκρασίαν εὐθὺς
624 ἐν τῷ κυΐσκεσθαι μετα|πέσῃ. οὔκουν ἐπὶ τῶν τοιούτων ἐξ ἑνὸς χρὴ μορίου τεκμαίρεσθαι περὶ τοῦ παντός.

Οὐδὲ γὰρ οἱ φυσιογνωμονεῖν ἐπιχειροῦντες ἁπλῶς ἀποφαίνονται περὶ πάντων, ἀλλ' ἐκ τῆς πείρας καὶ οἶδε διδαχθέντες. εἰ μέν τις ἱκανῶς εἴη δασὺς τὰ στέρνα, θυμικὸν ἀποφαίνονται, μηροὺς δ' εἴπερ εἴη τοιοῦτος, ἀφροδισιαστικόν· οὐ μὴν τήν γ' αἰτίαν προστιθέασιν. οὐδὲ γὰρ ὅτι λέοντι μὲν ἐμφερὴς τὰ στέρνα, τράγῳ δὲ τὰ κατὰ μηροὺς ἐπειδὰν φῶσι, τὴν πρώτην αἰτίαν ἐξευρήκασι. διὰ τί γὰρ ὁ μὲν λέων θυμικός, ὁ δὲ τράγος ἀφροδισιαστικός, ὁ λόγος ἐξευρεῖν ἐπιζητεῖ. μέχρι γὰρ τοῦδε τὸ μὲν γιγνόμενον εἰρήκασι, τὴν δ' αἰτίαν αὐτοῦ παραλελοίπασιν. ἀλλ' ὁ φυσικὸς ἀνὴρ ὥσπερ τῶν ἄλλων ἁπάντων οὕτω καὶ τὰς τούτων αἰτίας ἐξευρίσκειν ἐπιχειρεῖ. διότι γὰρ ἀνωμάλως διάκεινται κατὰ τὰς τῶν μορίων κράσεις οὐ λέων μόνον καὶ τράγος ἀλλὰ καὶ τῶν ἄλλων ζῴων πάμπολλα, διὰ τοῦτ' ἄλλα πρὸς ἄλλας ἐνεργείας ἑτοίμως ἔχει. περὶ μὲν δὴ τούτων Ἀριστοτέλει
625 καλῶς ἐπὶ | πλεῖστον εἴρηται. τὸ δ' οὖν εἰς τὰ παρόντα χρήσιμον ἤδη φαίνεται, διότι χρὴ σκοπεῖσθαι τῶν ἀνθρώπων τὰς κράσεις, ἕκαστον τῶν μορίων ἐξετάζοντα καθ' ἑαυτό, καὶ μὴ νομίζειν, εἴ τῳ δασὺς ὁ θώραξ, ὅλον ἐξ ἀνάγκης τούτῳ τὸ σῶμα ξηρότερόν τε καὶ θερμότερον ὑπάρχειν, ἀλλ'

6 μορίων εἰσί O ‖ προδήλως om. M ‖ αἱ om. OT ‖ 12 μὲν γὰρ O ‖ εἴη δασὺς ἱκανῶς L ‖ τὸ στέρνον M ‖ 14 ἔτι add. post αἰτίαν M post προστιθέασιν O om. LT ‖ ἐμφερῆ L[1]O ἐμφερὴς ἂν M ἐμφερὴς οὗτος L[2]T ‖ 15 post στέρνα add. δασέα L[2]M ‖ 16 αἰτίαν αὐτοῦ M ‖ τί] τί μὲν LT ‖ 18 γὰρ] δὲ LMT ‖ 21 εὑρίσκειν LOT ‖ διάκειται LOT ‖ 22 οὐ μόνον λέων ἀλλὰ καὶ τράγος καὶ L ‖ 26 χρήσιμον LOT χρηστόν M ‖ δηλονότι L[1] γρ. διότι L[2] ‖ 28 δασὺς μόνον T ‖ 29 θερμ. τ. κ. ξηρ. O

ἐν τῇ καρδίᾳ τὸ θερμὸν εἶναι πλεῖστον, διὸ καὶ θυμικόν· δύνασθαι δ' ἐνίοτε δι' αὐτὸ τοῦτο μὴ ὁμοίως ἅπαν αὐτοῖς τὸ σῶμα θερμὸν καὶ ξηρὸν ὑπάρχειν, ὅτι πλεῖστον ἀνέπνευσεν ἐνταῦθα καὶ πρὸς τὸ περιέχον ἐξεκενώθη τὸ θερμόν. εἰ μὲν γὰρ ὅλου τοῦ σώματος ἡ κρᾶσίς ἐστιν ὁμαλή, εὐθὺς ἂν εἴη τούτοις αὐτός τε σύμπας ὁ θώραξ εὐρύτατος αἵ τε φλέβες εὐρεῖαι καὶ αἱ ἀρτηρίαι μεγάλαι θ' ἅμα καὶ μέγιστον καὶ σφοδρότατον σφύζουσαι καὶ τρίχες πολλαὶ καθ' ὅλον τὸ σῶμα καὶ αἱ τῆς κεφαλῆς εὐαυξέσταται μὲν καὶ μέλαιναι καὶ οὖλαι κατὰ τὴν πρώτην ἡλικίαν, ἐπὶ δὲ προήκοντι τῷ χρόνῳ φαλάκρωσις ἀκολουθήσει. καὶ μὲν δὴ καὶ σύντονον καὶ διηρθρωμένον καὶ μυῶδες, ἐπειδὰν ὁμαλῶς
ἔχωσι τῆς κράσεως, | ὅλον ἔσται τοῖς τοιούτοις ἀνθρώποις 626
τὸ σῶμα καὶ τὸ δέρμα σκληρότερόν τε καὶ μελάντερον ὥσπερ καὶ δασύτερον. οὕτω δὲ κἂν εἰ τἀναντία περὶ τὸν θώρακα συμπέσοι, τῆς κράσεως ὁμαλῆς ὑπαρχούσης ἐν ὅλῳ τῷ σώματι, τουτέστιν ὑγροτέρων τε καὶ ψυχροτέρων ἁπάντων τῶν μορίων γενομένων, ὁ μὲν θώραξ αὐτοῖς στενὸς καὶ ἄτριχος ἔσται, καθάπερ οὖν καὶ σύμπαν τὸ σῶμα ψιλὸν τριχῶν ἁπαλόν τε καὶ λευκὸν τὸ δέρμα καὶ ὑπόπυρρον ταῖς θριξὶ καὶ μάλιστ' ἐν νεότητι καὶ οὐ φαλακροῦνται γηρῶντες, εὐθὺς δὲ καὶ δειλοὶ καὶ ἄτολμοι καὶ ὀκνηροὶ καὶ σμικρὰς καὶ ἀδήλους ἔχοντες τὰς φλέβας καὶ πιμελώδεις καὶ νεύροις καὶ μυσὶν ἄρρωστοι καὶ ἀδιάρθρωτοι τὰ κῶλα καὶ βλαισοὶ γίγνονται. διαφόρου μέντοι τῆς κράσεως ἐν τοῖς μορίοις ἀπεργασθείσης, οὐκέτ' ἐξ ἑνὸς αὐτῶν οἷόν τε περὶ τοῦ σύμπαντος ἀποφαίνεσθαι σώματος, ἀλλ' ἄμεινον ἐφ' ἕκαστον ἰέναι καὶ σκοπεῖσθαι, πῶς μὲν ἡ γαστὴρ ἔχει κράσεως, ὅπως δ' ὁ πνεύ-

1 ἐν μὲν (add.) LT ‖ 2 δύνασθαι L[1] γρ. δύναται L[2] ‖ 5 ὅλη τ. σ. ἡ κρ. ἐ. ὁμαλή O ὁμαλὴ ὅλου (ὅλη M) τ. σ. ἡ κρ. (om. ἐστιν) LMT ‖ 6 εὐρύτερος LMT ‖ 7 αἵ τε φλ. cf. Orib. XXI 6, 17 ‖ εὐρεῖαι] εὐρύτεραι M ‖ αἱ ante ἀρτηρίαι om. codd. ‖ μεγάλαι om. T ‖ 10 οὖλαι] πολλαὶ Orib. ‖ 13 ἔχ. τῆς κρ. L τ. κρ. ἔ. OT ‖ ἔσται post ἀνθρώποις colloc. M ‖ 15 τὰ ἐναντία L ‖ 16 συμπέσοι L συμπέσῃ cett. ‖ 18 verba ὁ μὲν θώραξ usque ad βλαισοὶ γίγνονται excerps. Orib. XXI 6, 21 ‖ 19 τριχῶν ψιλὸν LMT ‖ 25 ἐν τοῖς μορίοις LMT τῶν μορίων O ‖ 28 πῶς LOT ὅπως M ‖ ὅπως LM πῶς OT, item p. 74, 1

μων, ὅπως δ' ὁ ἐγκέφαλος ἕκαστόν τε τῶν ἄλλων ἰδίᾳ καὶ καθ' ἑαυτό.

627 Ταυτὶ μὲν | οὖν ἐκ τῶν ἐνεργειῶν γνωρίζειν· οὐ γάρ ἐστιν οὔθ' ἁψάμενον οὔτ' ὀφθαλμοῖς θεασάμενον ἐξευρεῖν τὴν κρᾶσιν αὐτῶν. προσεπισκέπτεσθαι δὲ καὶ τὰς τῶν περιεχόντων αὐτὰ μορίων διαθέσεις, ὧν ἁπάντων ἔξωθέν ἐστι τὸ δέρμα, κατὰ μὲν τὴν ἡμετέραν οἴκησιν εὔκρατον οὖσαν ἐνδεικνύμενον τῶν ὑποκειμένων μορίων τὴν φύσιν οὐδ' ἐν ταύτῃ πάντων ἁπλῶς, ἀλλ' ὅσα ταῖς κράσεσιν ὡσαύτως ἔχει τῷ δέρματι. κατὰ δὲ τὰς ὑπὸ ταῖς ἄρκτοις τε καὶ τῇ μεσημβρίᾳ χώρας, ἐπειδὴ τῶν μὲν εἰς τὸ βάθος ἀπελήλαται τὸ θερμὸν ὑπὸ τοῦ περιέχοντος ἔξωθεν κρύους νικώμενον, τῶν δ' εἰς τὸ δέρμα προελήλυθεν ὑπὸ τοῦ περιέχοντος θάλπους ἑλκόμενον, οὐκ ἐκ τῆς κατὰ τὸ δέρμα διαθέσεως οἷόν τε γνῶναι σαφῶς ὑπὲρ τῆς τῶν ἐντὸς μορίων κράσεως. ἀνώμαλος γὰρ ἡ τοῦ σώματος κρᾶσις ἐν ταῖς δυσκράτοις χώραις οὐχ ὡσαύτως ἐχόντων τῶν τ' ἔξωθεν μορίων καὶ τῶν ἐντός. Κελτοῖς μὲν γὰρ καὶ Γερμανοῖς καὶ παντὶ τῷ Θρᾳκίῳ τε καὶ Σκυθικῷ γένει ψυχρὸν καὶ ὑγρὸν τὸ δέρμα 628 | καὶ διὰ τοῦτο μαλακόν τε καὶ λευκὸν καὶ ψιλὸν τριχῶν· ὅσον δ' ἔμφυτον θερμόν, εἰς τὰ σπλάγχνα καταπέφευγεν ἅμα τῷ αἵματι κἀνταῦθα κυκωμένου τε καὶ στενοχωρουμένου καὶ ζέοντος αὐτοῦ θυμικοὶ καὶ θρασεῖς καὶ ὀξύρροποι ταῖς γνώμαις ἀποτελοῦνται. Αἰθίοψι δὲ καὶ Ἄραψι καὶ ὅλοις τοῖς κατὰ μεσημβρίαν ἡ μὲν τοῦ δέρματος φύσις, ὡς ἂν ὑπό τε τοῦ περιέχοντος θάλπους καὶ τῆς ἐμφύτου θερμασίας ἔξω φερομένης διακεκαυμένη, σκληρὰ καὶ ξηρὰ καὶ μέλαινα. τὸ δ' ὅλον σῶμα τῆς μὲν ἐμφύτου θερμότητος

4 post ἁψάμενον add. ἁφῇ MOT om. L ‖ 5 προσεπισκέπτεσθαι L Orib. προσεπισκέψασθαι cett. ‖ post δὲ add. δεῖ L^2 ‖ 6 αὐτὸ T ‖ 7 μὲν LM om. OT ‖ 9 ταύτῃ LMT αὐτῇ O ‖ 10 τὴν ἄρκτον LT ‖ τὴν μεσημβρίαν LT ‖ 11 ἀπελήλατο O ‖ 12 ἔξωθεν om. L^1 ἔξω add. L^2 ‖ 13 προελήλυθεν L προσελ. cett. ‖ περιεστῶτος MT ‖ 14 οὐκ] οὐκέτ' L ‖ 15 τῶν ἐντὸς μ. L ἔνδον τῶν μ. O τῶν μ. ἔνδον MT ‖ 16 κρᾶσις] ἕξις L ‖ 17 τ' om. L ‖ 19 σκυθικῷ τε καὶ θρακικῷ L θωρακίῳ τ. κ. σκυθίῳ M ‖ 21 ὅσον LOT ὅσοις M ‖ δ'] δὲ τὸ M ‖ 25 ὅλως L ‖ 26 τε om. T ‖ 27 καὶ ante σκληρὰ add. LMO om. T ‖ ξ. κ. σκ. L ‖ 28 θερμασίας L

ἥκιστα μετέχει, θερμὸν δ' ἐστὶν ἀλλοτρίῳ τε καὶ ἐπικτήτῳ θερμῷ.

Καὶ γὰρ δὴ καὶ τοῦτο κάλλιστα πρὸς Ἀριστοτέλους ἐπὶ πολλῶν διώρισται. καὶ χρὴ προσέχειν αὐτῷ τὸν νοῦν, εἴπερ τῳ καὶ ἄλλῳ, καὶ σκοπεῖσθαι καθ' ἕκαστον σῶμα, πότερον οἰκείῳ θερμῷ θερμόν ἐστιν ἢ ἐπικτήτῳ. πάντα γοῦν τὰ σηπόμενα θερμὰ μὲν ἐπικτήτῳ θερμῷ, ψυχρὰ δ' οἰκείῳ καὶ τὰ τῶν ἐποικούντων τὴν μεσημβρινὴν χώραν σώματα θερμὰ μὲν ἐπικτήτῳ θερμῷ, ψυχρὰ δ' οἰκείῳ, καὶ παρ' ἡμῖν δὲ κατὰ μὲν τὸν χειμῶνα τὸ φύσει θερμὸν πλέον, | τὸ δ' ἐπίκτητον 629 ἔλαττον, ἐν δὲ τῷ θέρει τὸ μὲν ἐπίκτητον πλέον, ἔλαττον δὲ τὸ σύμφυτον. ἅπαντ' οὖν ταῦτα διορίζεσθαι χρὴ τὸν μέλλοντα καλῶς διαγνώσεσθαι κρᾶσιν. οὐ γὰρ [δὴ] ἁπλῶς, εἰ τὸ δέρμα μελάντερον, ἤδη θερμότερος ὁ ἄνθρωπος ὅλος, ἀλλ' εἰ τῶν ἄλλων ἁπάντων ὡσαύτως ἐχόντων. εἰ γὰρ ὁ μὲν ἐν ἡλίῳ θερμῷ διέτριψεν ἐπὶ πλέον, ὁ δ' ἐν σκιᾷ, τῷ μὲν ἔσται μελάντερον τὸ χρῶμα τῷ δὲ λευκότερον. ἀλλ' οὐδὲν τοῦτο πρὸς τὴν τῆς ὅλης κράσεως ὑπάλλαξιν. αὐτὸ γὰρ τὸ δέρμα ξηρότερον μὲν ἡλιούμενον, ὑγρότερον δ' ἔσται σκιατραφούμενον. ἡ φυσικὴ δ' οὐκ εὐθὺς ὑπαλλαχθήσεται κρᾶσις οὔθ' ἥπατος οὔτε καρδίας οὔτε τῶν ἄλλων σπλάγχνων.

Ἄριστον οὖν, ὡς εἴρηται καὶ πρόσθεν, ἑκάστου τῶν μορίων ἴδια πεπορίσθαι τῆς κράσεως τὰ γνωρίσματα, οἷον τῆς μὲν γαστρός· εἰ πέττει καλῶς, εὔκρατος, εἰ δ' οὐ πέττει καλῶς, δύσκρατος. ἀλλ' εἰ μὲν κνισσώδεις τινὰς ἢ καπνώδεις ἐργάζοιτο τὰς ἐρυγάς, ἄμετρον αὐτῇ καὶ πυρῶδες τὸ θερμόν, εἰ δ' ὀξείας, | ἄρρωστόν τε καὶ ἀσθενές. οὕτω δὲ 630

4 αὐτῷ] καὶ τούτῳ L ‖ εἴπερ τῳ L εἴ. τινὶ MO εἴ. καὶ τῷ ἄλλῳ T ‖ 7 verba καὶ τὰ τῶν — οἰκείῳ om. L^1 add. L^2 in marg. ‖ 8 σώματα L^2MT om. O ‖ 10 πλέον MT πλεῖον LO ‖ 11 ἔλαττον L ἧττον T ἐστιν ἧττον O ‖ 12 verba ἅπαντ' usque ad γνωρίσματα excerps. Orib. XXI 6, 41 ‖ οὖν M Orib. γοῦν LT ‖ τῷ μέλλοντι O ‖ 13 διαγνώσεσθαι LM διαγνῶναι OT ‖ δὴ om. L Orib. ‖ 14 ἤδη καὶ L ‖ 16 ἐπὶ πλέον post ὁ μὲν colloc. L ‖ 17 χρῶμα LT Orib. δέρμα MO ‖ 18 μὲν post αὐτὸ colloc. L^2MO ‖ 20 σκιατροφούμενον LM ‖ 21 τῶν σπλάγχνων αὐτῶν L ‖ 25 καλῶς om. M ‖ 26 post πυρῶδες add. ὑπάρχει O ‖ 27 δὲ] δὴ LT

καὶ τὰ μὲν βόεια κρέα καὶ πάντα τὰ δυσκατέργαστα τῶν καλῶς πεττόντων ἄμετρον τὸ θερμόν, ἀσθενὲς δὲ τῶν ταῦτα μὲν ἀπεπτούντων, ἰχθῦς δὲ πετραίους ἤ τι τοιοῦτον πεττόντων. ἐπισκέπτεσθαι δ' ἐνταῦθα πάλιν, εἰ μὴ διά τινα χυμὸν ἑτέρωθεν ἐπιρρέοντα τὸ σύμπτωμα γίγνεται τῇ γαστρί. φλέγμα μὲν γὰρ ἐνίοις ἐκ τῆς κεφαλῆς, ξανθὴ δ' ἄλλοις ἐξ ἥπατος εἰς τὴν γαστέρα καταρρεῖ χολή, σπάνιον μὲν δὴ τοῦτο καὶ ὀλιγίστοις συμβαίνει. παμπόλλοις δ' ἐκ τῆς κεφαλῆς κατέρχεται φλέγμα καὶ μάλιστ' ἐν Ῥώμῃ τε καὶ τοῖς ὑγροῖς οὕτω χωρίοις. ἀλλά τοι καὶ τὸ σπάνιον ἐπιβλέπειν χρὴ καὶ μηδὲν ἐν παρέργῳ τίθεσθαι μηδ' ἀμελεῖν. οἶδα γὰρ ἐγώ τισιν ἱκανῶς φλεγματώδεσιν ἀνθρώποις ἀθροιζομένην ἐν τῇ γαστρὶ χολὴν παμπόλλην ξανθήν, ἣν ἐδέοντο πρὸ τῶν σιτίων ὕδωρ πολὺ πιόντες ἢ οἶνον ἐξεμεῖν. εἰ δ' ἥψαντό ποτε σιτίων, πρὶν ἐμέσαι, διέφθειρόν τε ταῦτα καὶ τὴν κεφαλὴν ὠδυνῶντο καὶ τούτους ᾤοντό τινες εἶναι χολώδεις φύσει. καίτοι μαλακοί τ' ἦσαν ὅλον τὸ σῶμα καὶ λευ-
631 κοὶ καὶ ἄτριχοι καὶ | πιμελώδεις καὶ ἄφλεβοι καὶ ἄμυοι καὶ ἄναιμοι καὶ ἁπτομένοις οὐ λίαν θερμοί. ἄλλους δέ τινας οἶδα μηδεπώποτε μὲν ἐμέσαντας χολὴν ξανθήν, ἰσχνοὺς δὲ καὶ δασεῖς καὶ μυώδεις καὶ μέλανας καὶ φλεβώδεις καὶ θερμοὺς ἱκανῶς, εἴ τις ἅψαιτο, φαινομένους, οἷος καὶ ὁ φιλόσοφος Εὔδημος.

Ἀλλ' ἐνταῦθα καὶ ἀνατομικόν τι θεώρημα συνέπεσεν, ὃ μὴ γιγνώσκοντες ἔνιοι τῶν ἰατρῶν ἀποροῦνται δεινῶς ἐπὶ τῇ διαφωνίᾳ τῶν συμπτωμάτων, ἀγνοοῦντες, ὡς ὁ πόρος, ᾧ τὴν χολὴν εἰς τὴν γαστέρα τὸ ἧπαρ ἐξερεύγεται, τοῖς μὲν

1 τὰ μὲν LMT τὰ O ‖ τῶν LMT om. O ‖ 2 τῶν om. OT ‖ ἰχθῦς LT ἰχθύας MO ‖ post τοιοῦτον add. ἕτερον L ‖ 4 δ'] δὲ χρὴ O ‖ 4 πάλιν ἐνταῦθα O ‖ δ' ἐντ. π. χρὴ T ‖ 5 ἐπιρρυέντα LT ‖ γίνεσθαι L^1 γίνεται L^2 γέγονε T ‖ 7 εἰς τὴν γαστέρα om. L^1 add. L^2 ‖ μὲν δὴ LMT δὲ O ‖ 9 τὸ φλέγμα L om. M ‖ 13 χολὴν om. T ‖ 14 πολὺ LMT om. O ‖ πιόντες M πίνοντες LO πινόντες T ‖ 15 διέφθειρον LMT διέφθειραν O ‖ 16 εἶναι χ. LMT χ. εἶναι O ‖ 18 ἄτριχες L^1 ἄτριχοι L^2 ‖ καὶ ἄμυοι om. M ‖ 20 μηδεπώποτε LM μηδέποτε OT ‖ μὲν om. LM ‖ ξανθὴν χ. LT ‖ 24 post ἐνταῦθα add. μὲν O ‖ συνέπεσεν L συμπέπτωκεν MT ἐμπέπτωκε ante καὶ colloc. O ‖ 25 γιγνώσκοντες LMT γνόντες O

διπλοῦς ἐστι, τοῖς δ' ἁπλοῦς, ὡς κἀν ταῖς τῶν τετραπόδων ζῴων ἀνατομαῖς ἔνεστι θεάσασθαι. τὰ πολλὰ μὲν οὖν ἁπλοῦς ἐστιν εἰς τὸ μεταξὺ πυλωροῦ τε καὶ νήστεως ἐμφυόμενος, ὃ δὴ γαστρὸς ἔκφυσιν ὀνομάζουσιν, ἢ διπλοῦς γιγνόμενος εἰς μὲν τὴν ἔκφυσιν ἐμβάλλει θατέρῳ στόματι τῷ μείζονι, θατέρῳ δὲ τῷ μικροτέρῳ κατὰ τὸν πυθμένα μικρὸν ἄνω τοῦ πυλωροῦ. σπανιώτατα δέ ποτε τὸ μὲν ἄνω μέρος αὐτοῦ μεῖζον εὑρίσκεται, τὸ κάτω δ' ἔλαττον. | ἀλλ' ἐφ' ὧν γε 632
μεῖζόν ἐστιν, ἐπὶ τούτων ἡ γαστὴρ ἐφ' ἡμέραν ἐμπίπλαται χολῆς οὐκ ὀλίγης, ἣν ἐμεῖν τε δέονται πρὸ τῶν σιτίων καὶ βλάπτονται κατασχόντες. οἷς δὲ παντελῶς ἁπλοῦς ἐστιν ὁ πόρος, εἰς τὴν νῆστιν ἡ χολὴ τούτοις σύμπασα καταρρεῖ. πῶς οὖν χρὴ διαγιγνώσκειν αὐτούς; οὐ γὰρ δὴ ἀνατεμεῖν γε ζῶντας τοὺς ἀνθρώπους ἀξιῶ. πρῶτον μὲν ὅλῃ τοῦ σώματος τῇ κράσει, καθότι καὶ μικρὸν ἔμπροσθεν ἐλέγετο, δεύτερον δὲ τοῖς ὑπιοῦσι κάτω. χολώδη μὲν γὰρ ἄκρατα διὰ τῆς γαστρὸς ἐξεκενοῦτο συνεχῶς Εὐδήμῳ, διότι καὶ πολλὴν ἤθροιζε χολὴν καὶ οὐδὲν αὐτῆς εἰς τὴν ἄνω κοιλίαν ἀφικνεῖτο. τοῖς δ' ἄλλοις, οἷς ἡ μὲν ἕξις φλεγματώδης, ἐμοῦσι δὲ χολήν, ἥκιστα διαχωρεῖται χολώδη· καὶ γὰρ ὀλίγον γεννᾶται τῆς ξανθῆς χολῆς αὐτοῖς καὶ πλεῖστον εἰς τὴν ἄνω κοιλίαν ἀφικνεῖται. τρίτον ἐπὶ τοῖς εἰρημένοις εἶδος γνωρισμάτων ἐν αὐτοῖς τοῖς ἐμουμένοις ἐστίν. οἷς μὲν γὰρ ἐν τῇ γαστρὶ θερμοτέρᾳ τὴν κρᾶσιν ὑπαρχούσῃ τὸ χολῶδες γεννᾶται περίττωμα, πρασοειδὲς φαίνεται· ξανθὸν δ' ἀκρι|βῶς 633
ἐστιν ἢ ὠχρόν γε πάντως, οἷς ἐξ ἥπατος ὑπέρχεται, καὶ οἷς μὲν ἐν γαστρὶ τὸ πρασοειδὲς τοῦτο γεννᾶται, χρὴ πάντως αὐτοῖς τὸ ἐδηδεσμένον σιτίον οὐκ ἄρτον οὐδὲ κρέας εἶναι

2 ἔνεστι LM ἐστι OT ‖ ante ἁπλοῦς add. ἢ M om. LOT ‖ 3 τὸ T τὰ LMO ‖ ἐμφυόμενος L ἐμφυόμενα M ἐκφυόμενος O ‖ 4 γενόμενος OT ‖ 5 ἐκβάλλει L ‖ 6 ἄνω LMT ἀνωτέρω O ‖ 7 σπανιαίτατα MT ‖ ποτε post αὐτοῦ colloc. O ‖ 9 πίμπλαται L ‖ 10 τε om. M ‖ 14 γε om. OT ‖ τοὺς om. M ‖ 18 αὐτῷ O. ‖ 19 ὅσοις MT ‖ 20 διαφορεῖται M διαχωροῦσι T ‖ χολώδη LMT χολῶδες O ‖ 23 ἐμουμένοις LM κενουμένοις OT ‖ 24 θερμοτέρᾳ (θερμότης T) τὴν κρᾶσιν ὑπαρχούσῃ add. LMT om. O ‖ 26 ἐστιν post πάντως colloc. L

χοίρειον ἤ τι τοιοῦτον παραπλήσιον, ἀλλὰ θερμότερόν τι
τῶνδ᾽ ἐξ ἀνάγκης καὶ οὐκ εὔχυμον. οἷς δ᾽ ἐξ ἥπατος εἰς
αὐτὴν ἀφικνεῖται, ξανθὸν ἢ ὠχρὸν ἐμεῖται, κἂν εὐχυμώτα-
τον ᾖ τὸ ληφθὲν σιτίον κἂν ἄκρως πεφθῇ, καὶ μᾶλλόν γε
τοῖς ἀκριβῶς πέψασιν ἐμεῖται τὰ ξανθὰ καὶ πολλῷ μᾶλλον
ἔτι τοῖς ἐπὶ πλέον αὐτῶν ἀσιτήσασι. τὰ δὲ πρασοειδῆ
μόνοις τοῖς κακῶς πέψασιν ἐν τῇ κοιλίᾳ γεννᾶται. καὶ μὲν
δὴ καὶ φροντίδες καὶ θυμοὶ καὶ λῦπαι καὶ πόνοι καὶ γυμνά-
σια καὶ ἀγρυπνίαι καὶ ἀσιτίαι καὶ ἔνδειαι πλείονα τὸν τῆς
ξανθῆς χολῆς τούτοις ἀθροίζουσι χυμόν, ὅτι καὶ πλείονα
γεννῶσιν ἐν ἥπατι. ταῦτα τ᾽ οὖν ἀκριβῆ τὰ γνωρίσματα
καὶ πρὸς τούτοις ἔτι, τῷ μὲν αὐχμηρῷ καὶ πυρώδει τοῦ
κατὰ τὴν γαστέρα θερμοῦ τῆς εἰς τὸ χολῶδες τροπῆς ἑπο-
634 μένης, ἄρτοι καὶ κρέα χοίρεια | καὶ βόεια κάλλιον πεφθή-
σονται τῶν πετραίων ἰχθύων. εἰ δ᾽ ἐξ ἥπατος καταρρέοι,
παρὰ τὴν τῶν ἐδεσμάτων ὑπάλλαξιν οὐδεμία τῆς πέψεως
ἔσται διαφορά. ἐν τούτοις μὲν δὴ διώρισται τὸ διά τι ἄλλο
καὶ μὴ διὰ τὴν κρᾶσιν γιγνόμενον.

Κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἰ κἀκ τῆς κεφαλῆς εἰς τὴν
γαστέρα φλέγμα καταρρέον ὀξυρεγμίας αἴτιον γίγνοιτο, χρὴ
κἀνταῦθα κατὰ τὰς ὁμοίας μεθόδους ἀποχωρίζειν αὐτὸ τοῦ
τῆς γαστρὸς ἰδίου παθήματος. οὕτω δὲ καὶ τὰς τῆς κεφα-
λῆς ὀδύνας, εἰ διὰ τὴν οἰκείαν αὐτῆς δυσκρασίαν ἢ διὰ τὰ
τῆς γαστρὸς περιττώματα ⟨γίγνονται⟩. καὶ μὲν δὴ καὶ τὸν
ἐγκέφαλον ἐπισκέπτεσθαι καθ᾽ ἑαυτόν, ὁποίας ἐστὶ κράσεως,
ἄμεινον, οὐκ ἐκ τῆς τοῦ παντὸς σώματος διαθέσεως. αὐτοῦ
δὲ καθ᾽ ἑαυτὸν ὁποίας ἐστὶ κράσεως ἐπίσκεψις ἥ τε πολίωσίς
ἐστιν οἵ τε κατάρροι καὶ βῆχες καὶ κόρυζαι καὶ σιέλων

1 τοιούτῳ LM ‖ τι τῶνδε καὶ οὐκ ἐξ ἀνάγκης εὔχυμον L γε τῶν δὲ ἐξ ἀ. ἢ οὐκ εὐχ. MOT ‖ 4 γε MLT om. O ‖ 5 πολὺ L ‖ 9 πλέονα LMT ‖ 10 τούτοις add. L² ‖ πλέονα LM ‖ 11 τ᾽] τε L¹ μὲν L² in marg. ‖ 15 post ἥπατος add. τε M τι L ‖ 16 τῆς] τις L ‖ 17 διαφθορά O² in marg. ‖ διά τι ἄλλο LMT δι᾽ ἄλλο τι O ‖ 18 γενόμενον O ‖ 19 δὲ post κατὰ colloc. L post αὐτὸν MO ‖ εἰς LM ἐπὶ O ‖ 20 χρὴ γὰρ κ. LMT ‖ 23 εἰ scripsi: ἢ codd. ‖ 24 ⟨γίγνονται⟩ addidi ‖ 25 αὐτὸν M ‖ 27 ἑαυτὸν LT αὐτὸν M ‖ ἡ ante ἐπίσκεψις add. L² ἡ δὲ add. M ‖ 28 οἵ τε] καὶ L ‖ σιέ-λων L σιέλου MO

πλῆθος. ἅπαντα γὰρ ταῦτα ψυχρότερον αὐτὸν ἐμφαίνει καὶ
ὑγρότερον ὑπάρχειν, ἔτι δὲ μᾶλλον, εἰ ἐπὶ ταῖς τυχούσαις
προφάσεσιν εἰς τοιαύτας ἔρχεται διαθέσεις. ἡ δέ γε φαλά-
κρωσις ἐπὶ ξηρότητι καὶ ἡ τῶν μελαινῶν τε καὶ πολλῶν
γένεσις τριχῶν | εὐκρασίας ἐγκεφάλου γνώρισμα. 635

Κατὰ τοῦτον οὖν τὸν τρόπον ἀεὶ χρὴ σκοπεῖσθαι περὶ
κράσεως, ἕκαστον ἰδίᾳ μόριον ἐξετάζοντα, καὶ μὴ περὶ πάντων
ἀποφαίνεσθαι τολμᾶν ἐξ ἑνός, ὥσπερ ἐποίησαν ἔνιοι, τοὺς μὲν
σιμοὺς ὑγροὺς εἶναι φάμενοι, τοὺς δὲ γρυποὺς ξηροὺς καὶ οἷς
μὲν οἱ ὀφθαλμοὶ μικροί, ξηρούς, οἷς δὲ μεγάλοι, ὑγρούς.
τοῦτο μέν γε καὶ διαπεφώνηται πρὸς αὐτῶν. οἱ μὲν γάρ τινες
ὑποθέμενοι τῶν ὑγρῶν εἶναι μορίων τοὺς ὀφθαλμούς, ἐν οἷς
ἂν μείζους εὑρίσκωσιν, ὑγρότητα κράσεως ἐν τούτοις κρατεῖν
ὑπολαμβάνουσιν. ἔνιοι δὲ τῇ ῥώμῃ τοῦ θερμοῦ κατὰ τὴν
πρώτην διάπλασιν ἀναπνεύσαντος ἀθροωτέρου τε καὶ πλείονος
οὐκ ὀφθαλμοὺς μόνον ἀλλὰ καὶ στόμα καὶ τοὺς ἄλλους
ἅπαντας πόρους γενέσθαι φασὶ μείζονας, ὅθεν οὐχ ὑγρότητος,
ἀλλὰ θερμότητος εἶναι γνώρισμα. ἀμφότεροι δὲ διαμαρτάνουσι
τῆς ἀληθείας ἑνὶ μὲν καὶ κοινῷ λόγῳ, διότι περὶ παντὸς
τοῦ σώματος ἐξ ἑνὸς ἀποφαίνεσθαι τολμῶσι μορίου· κατὰ
δεύτερον δὲ τρόπον, ὅτι τῆς διαπλαστικῆς ἐν τῇ φύσει δυνά-
μεως οὐ μέμνηνται τεχνικῆς | τ᾽ οὔσης καὶ τοῖς τῆς ψυχῆς 636
ἤθεσιν ἀκολούθως διαπλαττούσης τὰ μόρια. περὶ ταύτης
γάρ τοι καὶ ὁ Ἀριστοτέλης ἠπόρησε, μή ποτ᾽ ἄρα θειοτέρας
τινὸς ἀρχῆς εἴη καὶ οὐ κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ
ξηρὸν καὶ ὑγρόν. οὔκουν ὀρθῶς μοι δοκοῦσι ποιεῖν οἱ
προπετῶς οὕτως ὑπὲρ τῶν μεγίστων ἀποφαινόμενοι καὶ ταῖς
ποιότησι μόναις ἀναφέροντες τὴν διάπλασιν. εὔλογον γὰρ
ὄργανα μὲν εἶναι ταύτας, τὸ διαπλάττον δ᾽ ἕτερον. ἀλλὰ καὶ

3 τοιαύτην L ‖ ἔρχοιτο LM ‖ διάθεσιν L ‖ 5 γένεσις τρ. L τρ. γ. MO ‖ 6 οὖν om. M ‖ 7 κράσεων L ‖ 9 ξηροτέρους L ‖ 10 ὑγροὺς δὲ οἷς μεγάλοι L ‖ 11 γε LMT οὖν O ‖ τινες om. L ‖ 13 ἂν om. L ‖ εὑρίσκουσιν L ‖ ἐπικρατεῖν T ‖ 15 ἀθροωτέρου τ. κ. πλείονος LO ἀθροώτερόν τ. κ. πλεῖον MT ‖ 16 τὸ ante στόμα add. OT ‖ 21 δὲ post κατὰ colloc. O ‖ 22 τ᾽] τε L γε MT om. O ‖ 23 περὶ] ὑπὲρ T ‖ 24 ὁ L om. MO ‖ καὶ add. ante θειοτέρας L ‖ 25 τινὸς om. L¹ add. L² ‖ post οὐ add. τῆς sed del. L

χωρὶς τῶν τηλικούτων ζητημάτων ἐνὸν ἐξευρίσκειν, ὡς ἔμπροσθεν ἐδείξαμεν, ὑγρὰν καὶ ξηρὰν καὶ ψυχρὰν καὶ θερμὴν κρᾶσιν ἁμαρτάνουσιν οἱ τῶν οἰκείων μὲν ἀμελοῦντες γνωρισμάτων, ἐπὶ δὲ τὰ πόρρω τε καὶ ζητήσεως ἱκανῆς τετυχηκότα καὶ μέχρι τοῦ δεῦρο καὶ παρ' αὐτοῖς τοῖς ἀρίστοις φιλοσόφοις ἀπορούμενα μεταβαίνοντες. οὐδὲ γὰρ οὐδ' ὅτι τὰ μὲν παιδία σιμότερα, γρυπότεροι δ' οἱ παρακμάζοντες, εὔλογον ὑγροὺς μὲν νομίζειν τοὺς σιμοὺς ἅπαντας, ξηροὺς δὲ τοὺς γρυπούς. ἀλλ' ἐνδέχεται μὲν καὶ τῆς διαπλαστικῆς δυνάμεως ἔργον εἶναι τὸ τοιοῦτον μᾶλλον ἢ τῆς κράσεως.
637 εἰ δ' ἄρα καὶ | τῆς κράσεως εἴη γνώρισμα, τῆς ἐν τῇ ῥινὶ μόνης ἂν εἴη, οὐ τῆς ἐν ὅλῳ τῷ σώματι. μάτην οὖν ὑπ' αὐτῶν κἀκεῖνο λέγεται τὸ ῥῖνά τ' ὀξεῖαν γίγνεσθαι καὶ ὀφθαλμοὺς κοίλους καὶ κροτάφους συμπεπτωκότας ἐν ταῖς ξηραῖς φύσει κράσεσιν, ὅτι κἀν τοῖς πάθεσιν οὕτω συμπίπτει τοῖς συντήκουσί τε καὶ κενοῦσι πέρα τοῦ μετρίου τὰ σώματα. πολλάκις μὲν γὰρ οὕτω συμπίπτει, πολλάκις δ' οὐχ οὕτως. ἀλλ' ἔστιν ἰδεῖν καὶ μαλακὴν καὶ πιμελώδη καὶ λευκὴν καὶ πολύσαρκον ὅλου τοῦ σώματος τὴν ἕξιν ἐπὶ σμικροῖς ὀφθαλμοῖς ἢ ὀξείᾳ ῥινὶ καὶ ξηρὰν καὶ ἄσαρκον καὶ μέλαιναν καὶ δασεῖαν ἐπὶ μεγάλοις ὀφθαλμοῖς σιμῇ τε ῥινί. βέλτιον οὖν, εἴπερ ἄρα, τῆς ῥινὸς μόνης ὑγρότητα μὲν τῇ σιμότητι, ξηρότητα δὲ τῇ γρυπότητι τεκμαίρεσθαι καὶ μὴ περὶ τῆς ἅπαντος τοῦ ζῴου κράσεως ἐντεῦθεν ἀποφαίνεσθαι.

Κατὰ ταὐτὰ δὲ καὶ τῶν ὀφθαλμῶν καὶ παντὸς οὑτινοσοῦν ἑτέρου μορίου τὴν ἰδίαν κρᾶσιν ἐκ τῶν οἰκείων ἐπισκοπεῖσθαι γνωρισμάτων ἄμεινον, οὐ περὶ τῆς ὅλου τοῦ σώματος
638 κράσεως ἀφ' ἑνὸς μέρους | ἔνδειξιν λαμβάνειν. εἴτε γὰρ ὑγρό-

1 ἐνὸν ἐξευρίσκειν L ἐνδέχεται ἐξ. MT ἐξ. δεῖ O ‖ 2 ἐπεδείξαμεν L ‖ θ. κ. ψ. codd.; transposui ‖ 3 post ἁμαρτάνουσιν add. δὲ LM οὖν OT delevi ‖ 4 πόρρω L[1] πορρώτερα L[2] ‖ 6 οὐδ' om. L ‖ 8 μὲν om. M ‖ 12 ἂν εἴη L εἴη ἂν MO ‖ 13 κἀκεῖνα L ‖ 15 φύσει om. M ‖ 16 verba τοῖς συντήκουσί — συμπίπτει om. L ‖ 19 τὴν om. M ‖ 20 σκληρὰν T ‖ 21 ἐπὶ LM ἐπί τε τοῖς O ἐπί τε T ‖ μεγάλοις μὲν L ‖ τε O τε τῇ LMT ‖ 22 post ἄρα add. τὸ L περὶ OT ‖ 25 καὶ τῶν L καὶ περὶ τῶν MOT ‖ 26 ἰδίαν] οἰκείαν T ‖ 27 οὐ] οὖν O οὖν μὴ L ‖ ὅλου L ὅλης MOT ‖ μὴ ἀφ' OT

τητος εἴτε θερμότητος ἐπικρατούσης εἴτε καὶ ἀμφοτέρων ὀφθαλμοὺς γλαυκοὺς τίθεσθαι γνώρισμα χρή, τῆς οἰκείας ἂν εἶεν οὕτω γε, οὐ τῆς ἁπάντων τῶν τοῦ σώματος μορίων ἐνδεικτικοὶ κράσεως. οὐδὲ γάρ, εἰ ξηρὰ καὶ ἄσαρκα τὰ σκέλη, ξηρὰ πάντως καὶ ἡ κρᾶσις ὅλου τοῦ σώματος. ἔνιοι γὰρ ἱκανῶς εὔσαρκοι καὶ πιμελώδεις καὶ παχεῖς καὶ προγάστορες καὶ μαλακοὶ καὶ λευκοὶ γίγνονται μετὰ τοιούτων σκελῶν. ἀλλ' εἰ μὲν ὁμαλῶς ἅπαν ἔχει τὸ σῶμα τῆς κράσεως, οἷς μὲν ἰσχνὰ τὰ σκέλη, ξηροὶ πάντως εἰσίν, ὑγροὶ δ', οἷς παχέα. καὶ οἷς μὲν ἡ ῥὶς ὀξεῖα καὶ γρυπή, ξηροί, σιμῆς δ' οὔσης ὑγροί· κατὰ ταὐτὰ δὲ καὶ περὶ τῶν ὀφθαλμῶν τε καὶ τῶν κροτάφων ἁπάντων τε τῶν ἄλλων μορίων. οἷς δ' ἀνώμαλος ἡ κρᾶσις καὶ οὐχ ἡ αὐτὴ πάντων τῶν μερῶν, ἄτοπον ἐπὶ τούτων ἐξ ἑνὸς μορίου φύσεως ὑπὲρ ἁπάντων ἀποφαίνεσθαι. τοιοῦτον δέ τι τοὺς πλείστους αὐτῶν ἠπάτησεν, οὐχ ὑπὲρ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ περὶ τῶν
| ἄλλων ζῴων ἀποφήνασθαι τολμήσαντας ὑπὲρ ὅλης τῆς 639
κράσεως ἐκ μόνων τῶν κατὰ τὸ δέρμα γνωρισμάτων. οὔτε γάρ, εἰ σκληρὸν τὸ δέρμα, ξηρὸν ἐξ ἀνάγκης τὸ ζῷον, ἀλλ' ἐγχωρεῖ τὸ δέρμα μόνον, οὔτ' εἰ μέλαν οὔτ' εἰ δασύ. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ' εἰ μαλακὸν ἢ λευκὸν ἢ ψιλὸν τριχῶν, ὑγρὸν ἐξ ἀνάγκης ὅλον τὸ ζῷον. ἀλλ' εἰ μὲν ὁμαλῶς κέκραται σύμπαν, εὔλογόν ἐστιν, οἷόνπερ τὸ δέρμα, τοιοῦτον εἶναι καὶ τῶν ἄλλων ἕκαστον μορίων, εἰ δ' ἀνωμάλως, οὐκέτι. τῶν γοῦν ὀστρέων ὑγρότατον μὲν ὅλον τὸ σῶμα, ξηρότατον δὲ τὸ δέρμα· τὸ γὰρ δὴ ὄστρακον αὐτοῖς οἷόνπερ ἡμῖν τὸ δέρμα. καὶ ἡ προσηγορία δ' ἐντεῦθεν, ὀστρακοδέρμων ἁπάντων τῶν τοιούτων ζῴων ὀνομασθέντων ἐκ τοῦ

1 ἢ pro εἴτε ante θερμότητος L ‖ 2 γν. χρή L χρὴ γν. MOT ‖ 3 οὐ L καὶ οὐ MOT ‖ ἁπ. τ. τοῦ σώματος μ. LT ἁπ. τ. σ. τῶν μ. M ἁπ. τ. μ. τοῦ σ. O ‖ 4 ξηρὰ LMT Corn. σκληρά O ‖ 8 ἔχοι L ‖ 10 καὶ γρ. LMT ἢ γρ. O ‖ οὗτοι ante ξηροί add. O post ξηροὶ add. T ‖ 11 τε LMT om. O ‖ 13 μερῶν LM μορίων O ἁπάντων τῶν ἄλλων μορίων T ‖ 14 ἐπὶ τούτων T ἐστὶ τούτων LM om. O ‖ 16 τῶν LM om. O ‖ μόνον LT μόνων MO ‖ 18 οὔτε L οὐδὲ cett. ‖ 21 δὲ om. L ‖ οὐδ' L οὔτ' MOT ‖ ἢ λευκὸν add. LT om. MO ‖ 25 ὀστρείων M ‖ 28 ὀνομαζομένων L

τὸ δέρμα παραπλήσιον ἔχειν ὀστράκῳ. καὶ τὰ μαλακόστρακα
δέ, καθάπερ ἀστακοί τε καὶ κάραβοι καὶ καρκῖνοι, ξηρὸν μὲν
ἔχει τὸ δέρμα, τὴν δ' ἄλλην ἅπασαν κρᾶσιν ὑγράν. καὶ
αὐτό γε τοῦτο πολλάκις αἴτιον ὑπάρχει τοῖς ζῴοις τῆς ἐν
640 ταῖς σαρξὶν ὑγρότητος, ὅτι πᾶν αὐτοῖς | τὸ ξηρὸν καὶ γε-
ῶδες ἡ φύσις ἀποτίθεται πρὸς τὸ δέρμα. μὴ τοίνυν μήθ'
ὅτι ξηρὸν τοῦτο τοῖς ὀστρέοις, εὐθέως καὶ τὴν σάρκα νομι-
στέον ὑπάρχειν ξηρὰν μήθ', ὅτι πλαδαρὰ καὶ μυξώδης ἥδε,
τοιοῦτον ὑποληπτέον εἶναι καὶ τὸ δέρμα. δίκαιον γὰρ ἕκα-
στον τῶν μορίων ἐξ ἑαυτοῦ γνωρίζεσθαι.

Ταῦτά τ' οὖν ἁμαρτάνουσιν οἱ τὰ περὶ κράσεων ἡμῖν
ὑπομνήματα καταλελοιπότες ἔτι τε πρὸς τούτοις, ὅτι μηδὲ
μέμνηνται τοῦ πρὸς Ἱπποκράτους ὀρθότατα παρῃνημένου τοῦ
δεῖν ἐπισκέπτεσθαι τὰς μεταβολὰς ἐξ οἵων εἰς οἷα γίγνονται.
πολλάκις γὰρ τὰ παρόντα γνωρίσματα τῆς ἔμπροσθεν κρά-
σεώς ἐστιν, οὐ τῆς νῦν ὑπαρχούσης τῷ σώματι. φέρε γὰρ
εἴ τις ἔτη γεγονὼς ἑξήκοντα δασὺς ἱκανῶς εἴη, μὴ διότι
νῦν ἐστι θερμὸς καὶ ξηρός, ἀλλ' ὅτι πρόσθεν μὲν ἐγένετο
τοιοῦτος, ὑπομένουσι δ' αἱ τότε γεννηθεῖσαι τρίχες, ὥσπερ
ἐν τῷ θέρει πολλάκις αἱ κατὰ τὸ ἔαρ ἀναφυεῖσαι βοτάναι.
τισὶ μὲν γὰρ ἐν τῷ χρόνῳ προϊόντι κατὰ βραχὺ συνέβη τῆς
ἄγαν ἐκείνης ἀπαλλαγῆναι δασύτητος ἐκπιπτουσῶν ὑπὸ ξηρό-
641 τητος ἄκρας τῶν τριχῶν, ἐνίοις δ' | ἄχρι πλείστου παρα-
μένουσιν, οἷς ἂν μήτ' ἀποξηρανθῶσιν ἱκανῶς ἐπὶ προήκοντι
τῷ χρόνῳ καὶ τὴν πρώτην ἔκφυσιν αἱ τρίχες αὐτοῖς ἰσχυρὰν
ποιήσωνται δίκην φυτῶν ἀκριβῶς ἐνερριζωμένων τῇ γῇ. μὴ

1 ἔχειν LMT αὐτοῖς εἶναι τῷ O ‖ μαλακόστρακα MOT μαλακόσαρκα L ‖ 2 τε L om. MO ‖ 3 ἔχουσι L ‖ 4 γε LT δὴ MO ‖ 6 μήθ'] μηδ' L ‖ 7 post τοῦτο add. τὸ δέρμα L ‖ ὀστρείοις M ‖ 8 ἥδε LTO^{2} in marg. ἤδη MO ‖ 11 κράσεως L ‖ 12 τε L δὲ MO ‖ οὐδὲ T ‖ 13 Hipp. de humor. 9 (V 488 L.) ‖ παρῃνημένου ὀρθότατα L ‖ 14 οἵας L ‖ γίνονται L γίγνεται MOT ‖ 15 verba πολλάκις γὰρ usque ad τρίχες excerps. Orib. XXI 6, 29 ‖ ἔξωθεν pro ἔμπροσθεν L ‖ 17 ἔτη MT ἐτῶν LO ‖ 18 μὲν om. O ‖ 19 τοιοῦτος ἐγένετο O ‖ τότε om. OT προγεννηθεῖσαι pro τότε γ. L ‖ 21 γὰρ om. L ‖ προϊόντι LM om. OT ‖ κατὰ LM καὶ κατὰ OT ‖ 22 ὑπὸ ξηρ. ἄκρας M ἐκ τῆς ἄκρας ξ. O ἐκ. τ. ἄγαν ξ. T ὑπὸ τῆς ἄγαν ξηρότητος ἐκπιπτουσῶν τῶν τριχῶν L ‖ 24 ἱκανῶς ξηρανθῶσιν L ‖ 26 ποιήσονται LM

τοίνυν, εἰ δασύς τις ἱκανῶς ἐστιν, εὐθὺς τοῦτον οἰώμεθα
μελαγχολικὸν ὑπάρχειν, ἀλλ' εἰ μὲν ἀκμάζων, οὔπω τοιοῦτον·
εἰ δὲ παρακμάζων, ἤδη μελαγχολικόν· εἰ δὲ γέρων, οὐκέτι.
γίγνονται μὲν γὰρ αἱ μελαγχολικαὶ κράσεις ἐκ συγκαύσεως
αἵματος. οὐ μήν, ἐπειδὰν ἄρξηται τοῦτο πάσχειν, εὐθὺς
καὶ κατώπτηται τελέως. ἀλλ' ἐν τάχει μὲν ἱκανῶς ἔσται δα-
σὺς ὁ θερμὸς καὶ ξηρός, εἴ τι μεμνήμεθα τῶν ἔμπροσθεν
λόγων, οὐκ εὐθέως δὲ μελαγχολικός. ἡ γὰρ τοῦ δέρματος
πύκνωσις εἴργουσα τῶν παχυτέρων περιττωμάτων τὴν δι-
έξοδον ἀναγκάζει συγκαίεσθαι κατὰ τὰς ἄκρως θερμὰς κρά-
σεις, ὥστε τοιοῦτον αὐτοῖς ὑπάρχειν ἤδη τὸ περίττωμα τὸ
φύον τὰς τρίχας, οἷον ἐν τοῖς ἀγγείοις ἔσεσθαι μέλλει προ-
ελθόντος τοῦ χρόνου.

Καὶ ταῦτ' οὖν ἠμέληται τοῖς ἔμπροσθεν ἔτι τε πρὸς
τούτοις, ἐπειδὰν | ἐκ τῆς φύσεως τῶν περιττωμάτων ἀδιορί- 642
στως ὑπὲρ τῶν κράσεων ἀποφαίνωνται. νομίζουσι γὰρ ἀνά-
λογον ἔχειν τὰς κράσεις τῶν μορίων τῇ φύσει τῶν περιττω-
μάτων. τὸ δ' οὐχ ὅλως ἀληθές ἐστιν, ἀλλ' ἐγχωρεῖ ποτε
περίττωμα μὲν ἀθροίζεσθαι φλεγματῶδες, ὑγρὸν δ' οὐκ εἶναι
τὸ μόριον, ἀλλὰ ψυχρὸν μὲν ἐξ ἀνάγκης, οὐ γὰρ δὴ ἄλλη
γέ τις ἡ τοῦ φλέγματος γένεσις, ὑγρὸν δ' οὐκ ἐξ ἀνάγκης·
ἐγχωρεῖ γὰρ καὶ ξηρὸν εἶναι. τὸ δ' ἀπατῆσαν αὐτοὺς εὐ-
φώρατον. οὐ γὰρ ἐνενόησαν, ὡς ἐκ τῶν σιτίων, οὐκ ἐξ
αὐτοῦ τοῦ σώματος ἡμῶν γίγνεται τὸ φλέγμα. θαυμαστὸν
οὖν οὐδέν, εἰ μὴ κρατῆσάν ποτε τὸ σῶμα τῶν προσενεχθέν-
των σιτίων, ὑγρῶν, εἰ τύχοι, τὴν φύσιν ὑπαρχόντων, ὅμοιον
αὐτοῖς ἀποτελέσει καὶ τὸ περίττωμα. μὴ τοίνυν ὑπολαμ-
βανέτωσαν ὥσπερ τὸ σῶμα ξηρὸν οὕτω καὶ τὸ περίττωμα

1 ἱκανῶς εἴη L ‖ 4 μὲν γὰρ LT γὰρ MO ‖ 6 κατώπτηται LT κατοπτᾶται MO ‖ 7 τι L τε T γε MO ‖ 9 πυκνότης L ‖ 14 τε] δὲ L ‖ 15 verba ἐκ τῆς φύσεως κτλ. excerps. Orib. XXI 6, 30 ‖ 16 ὑπὲρ MT Orib. περὶ LO ‖ μὲν γὰρ M ‖ 18 ὅλως L ὅλον cett. ‖ μὲν post ποτε colloc. L ‖ 19 περίττωμα LM περιττώματα O ‖ φλεγματῶδες LMT φλεγματώδη O ‖ 20 οὐ γὰρ δὴ ἄλλη γέ τις ἡ τοῦ φλέγματος γένεσις add. LMT om. O ‖ 23 ἐνενόησαν L ἐνόησαν cett. ‖ οὐκ TO Orib. καὶ οὐκ M καὶ L (οὐκ al. m. supra addita deleta est) ‖ 27 ὑπολαμβανέτωσαν] οἰέσθωσαν L

δεῖν ξηρὸν εἶναι. εἰ γάρ τις εὐθὺς ἐξ ἀρχῆς ἐγένετο τῇ
κράσει ψυχρότερός τε καὶ ξηρότερος, οὐ μελαγχολικὸς ὁ τοι-
οῦτος, ἀλλὰ φλεγματικός ἐστι τοῖς περιττώμασιν. εἰ δ᾽ ἐκ
μεταπτώσεως ἐγένετο ψυχρὸς καὶ ξηρός, ἐξ ἀνάγκης ὁ τοι-
643 οῦτος εὐθὺς ἤδη | καὶ μελαγχολικός ἐστιν, οἷον εἴ τις ἔμ-
προσθεν ὑπάρχων θερμὸς καὶ ξηρὸς ἐκ συγκαύσεως τοῦ
αἵματος πλείστην ἐγέννησε τὴν μέλαιναν χολήν. οὗτος γάρ
ἐστιν ὁ πρὸς τῷ ξηρὸς εἶναι καὶ ψυχρὸς εὐθὺς καὶ μελαγ-
χολικὸς ὑπάρχων. εἰ δ᾽ ἀπ᾽ ἀρχῆς εἴη ψυχρὸς καὶ ξηρός,
ἡ μὲν ἕξις τοῦ σώματος τούτῳ λευκὴ καὶ μαλακὴ καὶ ψιλὴ
τριχῶν, ἄφλεβος δὲ καὶ ἄναρθρος καὶ ἰσχνὴ καὶ ἁπτομένοις
ψυχρὰ καὶ τὸ τῆς ψυχῆς ἦθος ἄτολμον καὶ δειλὸν καὶ
δύσθυμον, οὐ μὴν μελαγχολικά γε τὰ περιττώματα.

Ταῦτ᾽ οὖν ἅπαντα διαμαρτάνουσιν οἱ πολλοὶ τῶν ἰατρῶν
ἐκ τοῦ τῶν οἰκείων μὲν ἀποχωρῆσαι γνωρισμάτων, ἐπὶ δὲ
τὰ συμβεβηκότα μὴ διὰ παντός, ἀλλ᾽ ὡς ἐπὶ τὸ πολὺ μετα-
βῆναι. ταύτῃ τοι καὶ τὸ θερμαῖνον ἡγοῦνται πάντως ξη-
ραίνειν. ἔγνωκα γὰρ ἔτι τοῦτο προσθεὶς οἷον κορωνίδα τε
καὶ κεφαλήν τινα τῷ λόγῳ παντὶ καταπαύειν ἤδη τὸ δεύ-
τερον γράμμα. θερμὸν γοῦν ὕδωρ ἐπαντλοῦντες ἑκάστοτε
τοῖς φλεγμαίνουσι μορίοις, εἶθ᾽ ὁρῶντες αὐτῶν ἐκκενουμένην
τὴν ὑγρότητα προφανῶς οἴονται δείκνυσθαι τὸ ξηραίνεσθαι
644 πάντα πρὸς τῆς θερμασίας, οὐκ | εἰ μετὰ ξηρότητος μόνον,
ἀλλ᾽ εἰ καὶ μεθ᾽ ὑγρότητος εἴη. ἔστι δ᾽ οὐ ταὐτὸν ἢ κενῶ-
σαί τινος ὑγρότητα παρεσπαρμένην ἔν τισι χώραις ἢ ξηρο-
τέραν ἀπεργάσασθαι τὴν οἰκείαν κρᾶσιν. ἀνώμαλος γάρ τις
ἐν τοῖς φλεγμαίνουσι μορίοις γίγνεται δυσκρασία, τῶν μὲν

1 δεῖν om. T ‖ ξηρὸν εἶναι M εἶναι ξ. LT ‖ 2 ψυχρότερός τε κ. ξ. L ὑγρότερός τε κ. ψυχρότερος M ξ. τ. κ. ψ. OT ‖ 3 ἐστι post μελαγχολικὸς colloc. O ‖ 4 ψ. κ. ξ. LT ξ. κ. ψ. MO ‖ 6 ὑπάρχων om. O ‖ 7 πλ. ἐγέννησε LT ἐγ. πλ. MO ‖ γάρ LM γοῦν O ‖ 8 ξηροτέρῳ L ‖ 9 ξ. κ. ψ. M ‖ 10 τούτῳ τοῦ σώματος L ‖ τούτου OT ‖ 11 ἁπτομένῳ L ‖ 12 δεινὸν L ‖ 13 γε post μὴν colloc. L om. T ‖ οὖν T τ᾽ οὖν L τε οὖν O ‖ 15 ἀποχωρεῖν L ‖ 16 ἐπὶ om. L ‖ 17 ταύτῃ τοι L διὰ ταῦτα γάρ τοι M διὰ ταῦτα γὰρ OT ‖ θερμὸν LM θερμαινόμενον T ‖ 18 τε om. L ‖ 19 τινα om. OT ‖ 23 πάντα LM πάντῃ O ‖ τῆς om. O ‖ εἰ καὶ L ‖ 26 ἀπεργάσασθαι LMT ἀπεργάζεσθαι O

ὁμοιομερῶν σωμάτων οὔπω τῆς οἰκείας ἐξεστηκότων φύσεως,
ἀλλ᾽ ἔτι μεταβαλλομένων τε καὶ ἀλλοιουμένων, ἐμπεπλησμέ-
νων δὲ τοῦ ῥεύματος ἁπασῶν τῶν μεταξὺ χωρῶν. ἅπαντ᾽
οὖν, ὅσα θερμὰ καὶ ὑγρὰ τὴν κρᾶσιν ἐστί, προσαγόμενα
τοῖς οὕτω διακειμένοις ἐκκενοῖ μὲν τὸ περιττὸν ἐκεῖνο τὸ
τὰς μεταξὺ χώρας τῶν ὁμοιομερῶν κατειληφός· αὐτὰ δὲ τὰ
σώματα τοσοῦτον ἀποδεῖ τοῦ ξηραίνειν, ὥστε καὶ προσδί-
δωσιν αὐτοῖς ὑγρότητος. τὸ μὲν οὖν ἀληθὲς ὧδ᾽ ἔχει. δεῖ
δὲ τοῖς εἰρημένοις ἀποδείξεως, ἣν μακροτέραν τ᾽ εἶναι νομί-
ζων ἢ ὥστε προσγράφεσθαι κατὰ τόνδε τὸν λόγον ἔτι τ᾽
ἀκροατοῦ δεομένην ἐπισταμένου περὶ φαρμάκων δυνάμεως,
ἀναβάλλομαι τό γε νῦν | διελθεῖν. ἀλλ᾽ ἐπειδὰν τὸν τρίτον 645
λόγον περὶ κράσεων ἅπαντα διέλθω καὶ δείξω περὶ τῶν
κατὰ δύναμιν ὑγρῶν καὶ ξηρῶν καὶ ψυχρῶν καὶ θερμῶν
ἅπασαν τὴν μέθοδον, ἐφεξῆς οὕτω βιβλίον ὅλον ὑπὲρ ἀνω-
μάλου δυσκρασίας ἔγνωκα γράψαι. τελειωθήσεται γὰρ ἅπας
ἡμῖν ὁ περὶ κράσεων λόγος εἴς τε τὴν θεραπευτικὴν μέθο-
δον οὐ σμικρὰς ἀφορμὰς παρέξει.

3 ἁπασῶν LT ἁπάντων O ‖ ἅπαντα γοῦν LT ‖ 8 ὑγρότητος LM ὑγρότητι T ὑγρότητα O ‖ 10 ὥστε νῦν L ‖ προσγράψασθαι L^2 ‖ τ᾽ scripsi: δ᾽ L δὲ cett. ‖ 12 post ἀναβάλλομαι add. δὴ T δὲ M ‖ post τρίτον add. τοῦτον O, post λόγον add. τὸν MOT ‖ 13 ὑπὲρ τῶν κράσεων M ‖ ἁπάντων O ‖ 14 ὑ. κ. ξ. καὶ θερμῶν κ. ψ. LMT ὑ. κ. ψ. κ. θ. κ. ξ. O; solitum ordinem restitui ‖ 15 ante ὅλον add. ἕτερον O ‖ ὑπὲρ τῆς MOT ‖ 16 γράψασθαι MOT ‖ τελεωθ. M ‖ γὰρ om. M ‖ 17 post περὶ add. τῶν L^2T ‖ ante εἴς τε add. εἴς τε τὰς περὶ φαρμάκων βίβλους Corn. Ego suspicor Galenum scripsisse: εἴς τε τὴν περὶ φαρμάκων πραγματείαν εἴς τε τὴν θ. μ. οὐ σμ. ἀφ. παρέξων. In cod. O et supra εἴς τε et supra παρέξει tria puncta apposita sunt, quibus corruptela in hoc codice significari solet.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΝ

ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ

646 Cap. I. Ὅτι μὲν οὖν ἕκαστον τῶν ἐνεργείᾳ θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν ἢ τῷ τὴν ἄκραν δεδέχθαι ποιότητα τοιοῦτον εἶναί φαμεν ἢ ἐπικρατήσει τινὸς ἐξ αὐτῶν ἢ πρὸς τὸ σύμμετρον ὁμογενὲς παραβάλλοντες ἢ πρὸς ὁτιοῦν τῶν ἐπιτυχόντων, ἔμπροσθεν εἴρηται. δέδεικται δὲ καί, ὡς ἄν τις μάλιστα δύναιτο διαγιγνώσκειν ἀκριβῶς αὐτά. λοιπὸν δ᾽ ἂν εἴη περὶ τῶν δυνάμει τοιούτων διελθεῖν αὐτὸ πρότερον ἐξηγησαμένους τοὔνομα τί ποτε σημαίνει τὸ δυνάμει. σύντομος δὲ καὶ ῥᾴστη καὶ σαφὴς ἡ ἐξήγησις. ὃ γὰρ ἂν
647 | ὑπάρχῃ μὲν μήπω τοιοῦτον, οἷον λέγεται, πέφυκε δὲ γενέσθαι [τοιοῦτον], δυνάμει φαμὲν ὑπάρχειν αὐτό, λογικὸν μὲν τὸν ἄρτι γεγενημένον ἄνθρωπον, πτηνὸν δὲ τὸν ὄρνιν, καὶ θηρατικὸν μὲν τὸν κύνα, ταχὺν δὲ τὸν ἵππον, ὅπερ ἔσεσθαι πάντως ἕκαστον αὐτῶν μέλλει μηδενὸς τῶν ἔξωθεν ἐμποδὼν αὐτῷ γενομένου, τοῦθ᾽ ὡς ὂν ἤδη λέγοντες. ὅθεν οἶμαι καὶ δυνάμει ταῦτα πάντα φαμὲν ὑπάρχειν, οὐκ ἐνεργείᾳ. τέλειον μὲν γάρ τι καὶ ἤδη παρὸν ἡ ἐνέργεια· τὸ δυνάμει δ᾽ ἀτελές τι καὶ μέλλον ἔτι καὶ οἷον ἐπιτήδειον μὲν εἰς τὸ γενέσθαι, μήπω δ᾽ ὑπάρχον ὃ λέγεται. οὔτε γὰρ τὸ βρέφος

Inscriptio: Γαληνοῦ περὶ κράσεων τρίτον LT ‖ 1 οὖν om. L^{1}M add. L^{2} ‖ 5 καί om. L ‖ 6 ἀκριβῶς om. L ‖ 7 διελθεῖν LMT ἐπελθεῖν O ‖ 8 ἐξηγησαμένους L ἐξηγησαμένοις OT ἐξηγησάμενος M ‖ τί ποτε] ὃ L τί L^{2} ‖ τὸ om. M ‖ 10 μήπω L μηδέπω MOT ‖ 11 τοιοῦτον post γενέσθαι om. O ‖ φασὶν L ‖ 12 γεγεννημένον MO ‖ τὸν ὄρνιν L τὴν ὄρνιν M τὸν ὄρνιθα OT ‖ 13 μὲν om. O ‖ 15 τοῦτ᾽ ἤδη λέγεται L^{1} γρ. τοῦθ᾽ ὡς ὂν ἤδη λέγοντες L^{2} ‖ 16 ταῦτα πάντα L πάντα ταῦτα MT πάντα om. O ‖ 17 μὲν om. L ‖ 18 τι om. L τε pro τι MT ‖ 19 μήπω L μηδέπω MO

ἤδη λογικόν, ἀλλ᾽ ἔσεσθαι μέλλει, οὔθ᾽ ὁ γεγενημένος ἄρτι κύων ἤδη θηρατικός, ὅς γε μηδὲ βλέπει μηδέπω, τῷ δύνασθαι δ᾽, εἰ τελειωθείη, θηρᾶν οὕτως ὀνομάζεται. κυριώτατα μὲν οὖν ἐκεῖνα μόνα δυνάμει λέγομεν, ἐφ᾽ ὧν ἡ φύσις αὐτὴ πρὸς τὸ τέλειον ἀφικνεῖται μηδενὸς τῶν ἔξωθεν ἐμποδὼν αὐτῇ γενομένου, ἤδη δὲ καὶ ὅσαι | προσεχεῖς ὗλαι 648
τῶν γιγνομένων εἰσίν. οὐδὲν δὲ διοίσει προσεχῆ λέγειν ἢ οἰκείαν ἢ ἰδίαν· ἐξ ἁπάντων γὰρ αὐτῶν δηλοῦται τὸ πλησίον καὶ μὴ διὰ μέσης ἄλλης μεταβολῆς, οἷον εἰ τὸ αἷμα δυνάμει σάρκα προσαγορεύοις ἐλαχίστης μεταβολῆς δεόμενον εἰς σαρκὸς γένεσιν. οὐ μὴν τό γ᾽ ἐν τῇ γαστρὶ πεπεμμένον σιτίον ὕλη προσεχὴς σαρκὸς ἀλλὰ διὰ μέσου τοῦ αἵματος· ἔτι δὲ μᾶλλον ἡ μάζα καὶ ὁ ἄρτος ἐπὶ πλέον ἀποκεχώρηκε· τριῶν γὰρ δεῖται μεταβολῶν εἰς σαρκὸς γένεσιν. ἀλλ᾽ ὅμως καὶ ταῦτα δυνάμει λέγεται σὰρξ καὶ πρὸ τούτων ἀὴρ καὶ πῦρ καὶ ὕδωρ καὶ γῆ καὶ ἡ τούτων αὐτῶν ὕλη κοινή. ταυτὶ μὲν οὖν ἅπαντα καταχρωμένων ἢ μᾶλλον ἢ ἧττον λέγεται. ὁ δὲ πρῶτος τρόπος ὁ κυριώτατός ἐστι τῶν δυνάμει τόδε τι λεγομένων ὑπάρχειν, ἐφεξῆς δ᾽ ὁ κατὰ τὴν οἰκείαν ὕλην, οἷον εἰ τὴν ἀναθυμίασιν τὴν καπνώδη φλόγα λέγοις ὑπάρχειν ἢ τὸν ἀτμὸν ἀέρα δυνάμει. λέγεται δέ ποτε δυνάμει καὶ τὸ τῷ κατὰ | συμβεβηκὸς ἀντιδιαιρούμενον, οἷον 649
εἰ τὴν ψυχρολουσίαν ἐπ᾽ εὐσάρκου νέου θερμαίνειν τις φαίη τὸ σῶμα κατὰ συμβεβηκός, οὐκ οἰκείᾳ δυνάμει.

Κατὰ τοσούτους δὴ τρόπους καὶ τὰ δυνάμει θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ λεχθήσεται καὶ ζητηθήσεται δεόντως, τί δή ποτε καστόριον ἢ εὐφόρβιον ἢ πύρεθρον ἢ στρουθίον ἢ νίτρον ἢ μίσυ θερμὰ λέγομεν ἢ θριδακίνην ἢ κώνειον ἢ μανδραγόραν ἢ σαλαμάνδραν ἢ μήκωνα ψυχρά· πότερον τοῖς εἰρημένοις τρόποις ὑποπέπτωκεν ἢ κατ᾽ ἄλλον

1 λογικὸν ἤδη O ‖ γεγεννημένος MO ‖ 2 ἤδη om. LT ‖ ὅς γε μηδὲ βλέπει LM ὅ γε μὴ βλέπων OT ‖ 4 οὖν om. L ‖ 5 μηδενὸς LM μηδέ τινος OT ‖ 15 δυνάμει καὶ ταῦτα λέγεται L ταῦτα πάντα O ‖ 16 πῦρ καὶ ἀὴρ O ‖ 17 ταυτὶ LMT ταῦτα O ‖ 19 λεγόμενον L ‖ 21 λέγοις LT λέγεις MO ‖ 22 τὸ τῷ O τὸ LMT ‖ 25 θ. κ. ψ. κ. ξ. κ. ὑ. L καὶ θερμὰ post ὑγρὰ colloc. O post ψυχρὰ T ‖ 26 καὶ ζητηθήσεται om. T ‖ 30 πότερα M

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΝ

ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ

646 Cap. I. Ὅτι μὲν οὖν ἕκαστον τῶν ἐνεργείᾳ θερμῶν καὶ
ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν ἢ τῷ τὴν ἄκραν δεδέχθαι
ποιότητα τοιοῦτον εἶναί φαμεν ἢ ἐπικρατήσει τινὸς ἐξ αὐτῶν
ἢ πρὸς τὸ σύμμετρον ὁμογενὲς παραβάλλοντες ἢ πρὸς ὁτιοῦν
τῶν ἐπιτυχόντων, ἔμπροσθεν εἴρηται. δέδεικται δὲ καί, ὡς
ἄν τις μάλιστα δύναιτο διαγιγνώσκειν ἀκριβῶς αὐτά. λοιπὸν
δ' ἂν εἴη περὶ τῶν δυνάμει τοιούτων διελθεῖν αὐτὸ πρό-
τερον ἐξηγησαμένους τοὔνομα τί ποτε σημαίνει τὸ δυνάμει.
σύντομος δὲ καὶ ῥᾴστη καὶ σαφὴς ἡ ἐξήγησις. ὃ γὰρ ἂν
647 | ὑπάρχῃ μὲν μήπω τοιοῦτον, οἷον λέγεται, πέφυκε δὲ γενέ-
σθαι [τοιοῦτον], δυνάμει φαμὲν ὑπάρχειν αὐτό, λογικὸν μὲν
τὸν ἄρτι γεγενημένον ἄνθρωπον, πτηνὸν δὲ τὸν ὄρνιν, καὶ
θηρατικὸν μὲν τὸν κύνα, ταχὺν δὲ τὸν ἵππον, ὅπερ ἔσεσθαι
πάντως ἕκαστον αὐτῶν μέλλει μηδενὸς τῶν ἔξωθεν ἐμποδὼν
αὐτῷ γενομένου, τοῦθ' ὡς ὂν ἤδη λέγοντες. ὅθεν οἶμαι
καὶ δυνάμει ταῦτα πάντα φαμὲν ὑπάρχειν, οὐκ ἐνεργείᾳ.
τέλειον μὲν γάρ τι καὶ ἤδη παρὸν ἡ ἐνέργεια· τὸ δυνάμει
δ' ἀτελές τι καὶ μέλλον ἔτι καὶ οἷον ἐπιτήδειον μὲν εἰς τὸ
γενέσθαι, μήπω δ' ὑπάρχον ὃ λέγεται. οὔτε γὰρ τὸ βρέφος

Inscriptio: Γαληνοῦ περὶ κράσεων τρίτον LT ‖ 1 οὖν om. L[1]M add. L[2] ‖ 5 καί om. L ‖ 6 ἀκριβῶς om. L ‖ 7 διελθεῖν LMT ἐπελθεῖν O ‖ 8 ἐξηγησαμένους L ἐξηγησαμένοις OT ἐξηγησάμενος M ‖ τί ποτε] ὃ L τί L[2] ‖ τὸ om. M ‖ 10 μήπω L μηδέπω MOT ‖ 11 τοιοῦτον post γενέσθαι om. O ‖ φασὶν L ‖ 12 γεγεννημένον MO ‖ τὸν ὄρνιν L τὴν ὄρνιν M τὸν ὄρνιθα OT ‖ 13 μὲν om. O ‖ 15 τοῦτ' ἤδη λέγεται L[1] γρ. τοῦθ' ὡς ὂν ἤδη λέγοντες L[2] ‖ 16 ταῦτα πάντα L πάντα ταῦτα MT πάντα om. O ‖ 17 μὲν om. L ‖ 18 τι om. L τε pro τι MT ‖ 19 μήπω L μηδέπω MO

ἤδη λογικόν, ἀλλ' ἔσεσθαι μέλλει, οὔθ' ὁ γεγενημένος ἄρτι
κύων ἤδη θηρατικός, ὅς γε μηδὲ βλέπει μηδέπω, τῷ δύνα-
σθαι δ', εἰ τελειωθείη, θηρᾶν οὕτως ὀνομάζεται. κυριώτατα
μὲν οὖν ἐκεῖνα μόνα δυνάμει λέγομεν, ἐφ' ὧν ἡ φύσις
αὐτὴ πρὸς τὸ τέλειον ἀφικνεῖται μηδενὸς τῶν ἔξωθεν ἐμ-
ποδὼν αὐτῇ γενομένου, ἤδη δὲ καὶ ὅσαι | προσεχεῖς ὗλαι 648
τῶν γιγνομένων εἰσίν. οὐδὲν δὲ διοίσει προσεχῆ λέγειν ἢ
οἰκείαν ἢ ἰδίαν· ἐξ ἁπάντων γὰρ αὐτῶν δηλοῦται τὸ πλη-
σίον καὶ μὴ διὰ μέσης ἄλλης μεταβολῆς, οἷον εἰ τὸ αἷμα
δυνάμει σάρκα προσαγορεύοις ἐλαχίστης μεταβολῆς δεόμενον
εἰς σαρκὸς γένεσιν. οὐ μὴν τό γ' ἐν τῇ γαστρὶ πεπεμμένον
σιτίον ὕλη προσεχὴς σαρκὸς ἀλλὰ διὰ μέσου τοῦ αἵματος·
ἔτι δὲ μᾶλλον ἡ μάζα καὶ ὁ ἄρτος ἐπὶ πλέον ἀποκεχώρηκε·
τριῶν γὰρ δεῖται μεταβολῶν εἰς σαρκὸς γένεσιν. ἀλλ' ὅμως
καὶ ταῦτα δυνάμει λέγεται σὰρξ καὶ πρὸ τούτων ἀὴρ καὶ
πῦρ καὶ ὕδωρ καὶ γῆ καὶ ἡ τούτων αὐτῶν ὕλη κοινή.
ταυτὶ μὲν οὖν ἅπαντα καταχρωμένων ἢ μᾶλλον ἢ ἧττον
λέγεται. ὁ δὲ πρῶτος τρόπος ὁ κυριώτατός ἐστι τῶν δυνά-
μει τόδε τι λεγομένων ὑπάρχειν, ἐφεξῆς δ' ὁ κατὰ τὴν οἰ-
κείαν ὕλην, οἷον εἰ τὴν ἀναθυμίασιν τὴν καπνώδη φλόγα
λέγοις ὑπάρχειν ἢ τὸν ἀτμὸν ἀέρα δυνάμει. λέγεται δέ ποτε
δυνάμει καὶ τὸ τῷ κατὰ | συμβεβηκὸς ἀντιδιαιρούμενον, οἷον 649
εἰ τὴν ψυχρολουσίαν ἐπ' εὐσάρκου νέου θερμαίνειν τις φαίη
τὸ σῶμα κατὰ συμβεβηκός, οὐκ οἰκείᾳ δυνάμει.

Κατὰ τοσούτους δὴ τρόπους καὶ τὰ δυνάμει θερμὰ καὶ
ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ λεχθήσεται καὶ ζητηθήσεται δεόν-
τως, τί δή ποτε καστόριον ἢ εὐφόρβιον ἢ πύρεθρον ἢ
στρουθίον ἢ νίτρον ἢ μίσυ θερμὰ λέγομεν ἢ θριδακίνην ἢ
κώνειον ἢ μανδραγόραν ἢ σαλαμάνδραν ἢ μήκωνα ψυχρά·
πότερον τοῖς εἰρημένοις τρόποις ὑποπέπτωκεν ἢ κατ' ἄλλον

1 λογικὸν ἤδη O ‖ γεγεννημένος MO ‖ 2 ἤδη om. LT ‖ ὅς γε μηδὲ βλέπει LM ὃ γε μὴ βλέπων OT ‖ 4 οὖν om. L ‖ 5 μηδενὸς LM μηδέ τινος OT ‖ 15 δυνάμει καὶ ταῦτα λέγεται L ταῦτα πάντα O ‖ 16 πῦρ καὶ ἀὴρ O ‖ 17 ταυτὶ LMT ταῦτα O ‖ 19 λεγόμενον L ‖ 21 λέγοις LT λέγεις MO ‖ 22 τὸ τῷ O τὸ LMT ‖ 25 θ. κ. ψ. κ. ξ. κ. ὑ. L καὶ θερμὰ post ὑγρὰ colloc. O post ψυχρὰ T ‖ 26 καὶ ζητηθήσεται om. T ‖ 30 πότερα M

τινὰ λέγεται μηδέπω διῃρημένον. ἄσφαλτος μὲν γὰρ καὶ
ῥητίνη καὶ στέαρ ἔλαιόν τε καὶ πίττα δυνάμει θερμά, διότι
ῥᾳδίως ἐνεργείᾳ γίγνεται θερμά· καὶ γὰρ ἐκφλογοῦται τά-
χιστα καὶ τοῖς σώμασιν ἡμῶν προσαγόμενα θερμαίνει σαφέ-
στατα. χαλκῖτις δὲ καὶ μίσυ καὶ νᾶπυ καὶ νίτρον ἄκορόν
τε καὶ μῆον καὶ κόστος καὶ πύρεθρον ἡμῖν μὲν προσαγό-
μενα θερμαίνειν φαίνεται τὰ μὲν μᾶλλον αὐτῶν, τὰ δ' ἧτ-
τον, οὐ μὴν ἐκφλογοῦσθαι πέφυκεν. ἢ παραλογίζονται σφᾶς
650 αὐτοὺς οἱ | τοῦτο μόνον ἐπισκοποῦντες, εἰ μὴ ῥᾳδίως ἐκ-
φλογοῦνται; ἐχρῆν γὰρ οὐχ οὕτως, ἀλλ' εἰ μηδ' ἀνθρακοῦνται
σκοπεῖν, ὡς οὐδέν γ' ἧττον φλογὸς ὁ ἄνθραξ πῦρ. ἀλλ' ἡ
μὲν φλὸξ ἀέρος ἐκπυρωθέντος ἤ τινος ἀερώδους σώματος,
ὁ δ' ἄνθραξ γῆς ἤ τινος γεώδους γίγνεται. καὶ δὴ μέχρι
τοῦδε συμφωνεῖν ὁ λόγος ἔοικεν ἑαυτῷ πάντῃ· φαίνεται γὰρ
ὅσα πυρὸς ἁπτόμενα φάρμακα ῥᾳδίως ἐκπυροῦται, ταῦτα καὶ
ἡμᾶς θερμαίνοντα, πλὴν εἴ τι διὰ τὸ παχυμερὲς εἶναι μὴ
παραδέχεται ῥᾳδίως εἴσω τὸ σῶμα. διορισθήσεται γὰρ ἐπὶ
πλέον ὑπὲρ τούτων ἐν τοῖς περὶ φαρμάκων δυνάμεως. ὅσα
μέντοι τὸ σῶμα τὸ ἡμέτερον φαίνεται θερμαίνοντα, ταῦθ'
ἑτοίμως ἐκπυροῦται. πῶς οὖν, φασίν, ἁπτομένοις οὐ φαί-
νεται θερμά; τοῦτο δ' οὐκ οἶδα, τίνος ἕνεκα λέγουσιν. εἰ
μὲν γὰρ ἐνεργείᾳ τε καὶ ἤδη θερμὸν ἐλέγομεν ἕκαστον τῶν
εἰρημένων ὑπάρχειν, ἦν ἂν δήπου θαυμαστόν, ὅπως ἁπτο-
μένοις οὐ φαίνεται θερμά. νυνὶ δὲ τῷ δύνασθαι γενέσθαι
651 ῥᾳδίως θερμὰ δυνάμει προσαγορεύομεν τὰ τοιαῦτα. θαυμα-
στὸν οὖν οὐδὲν [πέπονθεν], εἰ μήπω θερμαίνει τοὺς ψαύ-

1 διῃρημένον LT δ' εἰρημένον MO ‖ 2 ἔλαιόν τε om. L ‖ θερμὰ δυνάμει LT ‖ 3 ἐκφλογοῦνται L ‖ 6 μῆον LT μαῖον MO ‖ 7 θερμαίνειν LT θερμὰ MO ‖ πέφυκε pro φαίνεται T ‖ αὐτῶν μᾶλλον O ‖ 8 ἢ LMT ἢ γοῦν O ‖ 9 ἢ add. ante οἱ O ‖ ἐκφλογοῦται M ‖ 10 μηδ' ἀνθρακοῦνται LT μηδ' ἀνθρακοῦται M μὴ διανθρακοῦνται O ‖ 11 γε ante ἧττον add. LT om. MO ‖ 13 μέχρι LMT μέχρι μὲν O ‖ 17 παραδέξεται O ‖ 19 τὸ ante σῶμα om. O ‖ 20 ἐκπυροῦνται O ‖ φαίνεται L^2 γίνεται L^1 ‖ 21 δ' om. O ‖ 23 πῶς L^1 ὅπως L^2 ‖ ἁπτομένοις L ἁπτομένων MOT ‖ 25 τὰ τοιαῦτα προσαγορεύομεν O ‖ 26 οὖν om. M ‖ πέπονθεν glossema videtur

οντας αὐτῶν. ὡς γὰρ οὐδὲ τὸ πῦρ αὔξει τὰ ξύλα πρὶν
ὑπ' αὐτοῦ νικηθέντα μεταβληθῆναι καὶ τοῦτο πάντως ἔν τινι
χρόνῳ γίγνεται, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τὴν ἐν τοῖς
ζῴοις θερμασίαν τὰ φάρμακα, εἰ μὴ πρότερον ὑπ' αὐτῆς
ἐκείνης μεταβληθείη. καθ' ἕτερον μὲν γὰρ τρόπον ὁ παρὰ
πυρὶ θαλπόμενος ἢ ἐν ἡλίῳ θερμαίνεται, καθ' ἕτερον δ' ὁ
ὑφ' ἑκάστου τῶν εἰρημένων φαρμάκων· ἐκεῖνα μὲν γὰρ ἐν-
εργείᾳ θερμά, τῶν φαρμάκων δ' οὐδέν. οὔκουν οὐδὲ θερ-
μαίνειν ἡμᾶς δύναται πρὶν ἐνεργείᾳ γενέσθαι τοιαῦτα, τὸ
δ' ἐνεργείᾳ παρ' ἡμῶν αὐτῶν λαμβάνει, καθάπερ οἱ ξηροὶ
κάλαμοι παρὰ τοῦ πυρός. οὕτω δὲ καὶ τὰ ξύλα ψυχρὰ μὲν
ἅπαντα κατά γε τὴν ἑαυτῶν φύσιν, ἀλλὰ τὰ μὲν ξηρότερά
τε καὶ σμικρὰ ῥᾳδίως εἰς πῦρ μεταβάλλει, τὰ δ' ὑγρότερά
τε καὶ μεγάλα χρόνου δεῖται πλείονος.

Οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ τὰ φάρμακα πρῶτον μὲν
εἰς λεπτὰ καὶ σμικρὰ καταθραυσθῆναι δεῖται, δεύτερον δὲ
χρόνῳ τινὶ κἂν ἐλαχίστῳ τοῖς σώμασιν ἡμῶν | ὁμιλῆσαι 652
πρὸς τὸ γενέσθαι θερμά. σὺ δ', εἰ μήτε καταθραύσας αὐτὰ
μήτε θερμήνας πρότερον ἀξιοῖς ἤδη φαίνεσθαι θερμά, τί
ποτε σημαίνει τὸ δυνάμει θερμόν, ἐπιλελῆσθαί μοι δοκεῖς·
ὡς ἐνεργείᾳ γοῦν θερμὰ βασανίζεις αὐτά. καὶ μὴν οὐδ'
ἐκεῖνο θαυμαστόν, εἰ θερμανθῆναι δεῖται πρότερον, ἵν' ἀντι-
θερμήνῃ. γίγνεται γὰρ δὴ τοῦτο καὶ κατὰ τὴν τῶν ξύλων
εἰκόνα. τὴν γοῦν ἀποσβεννυμένην φλόγα διασῴζει θ' ἅμα
καὶ αὔξει θερμαινόμενα πρότερον ὑπ' ἐκείνης αὐτῆς. οὔκουν

1 αὔξει L^1T αὔξεται (supra scripto ἑαυτὸ vocabulo) L^2MO τὰ ξύλα huc transposui ‖ 2 τὰ ὑπ' αὐτοῦ νικ. LT ὑπ' αὐτοῦ νικ. τὰ ξύλα MO τὰ ξύλα om. LT ‖ 4 τὰ φάρμακα huc transposui ‖ ὑπ' LMT ἀπ' O ‖ 5 post ἐκείνης add. τὰ φάρμακα O om. LM ‖ μεταβληθείη LMT μεταβληθῇ O ‖ post μεταβληθείη add. ἕκαστον τῶν εἰρημένων φαρμάκων L^2 τὸ προσφερόμενον τῶν εἰρημένων φαρμάκων ἕκαστον T ‖ 8 οὐκοῦν LT ‖ 10 καθάπερ LMT καθ. γὰρ O ‖ 11 δὲ MT om. LO^1 ‖ τὰ MT om. LO ‖ 12 ἑαυτῶν LT αὐτῶν MO ‖ 13 σμικρότερα LT ‖ 14 τε om. LT ‖ 16 λεπτὰ καὶ σμικρὰ LM μικρὰ κ. λ. OT ‖ δεῖται] δύναται L^1T δεῖται L^2 ‖ 19 θερμάνας O ‖ ἤδη φαίνεσθαι LT φ. ἤδη M ἤδη γενέσθαι O ‖ 21 ἐνεργείᾳ γοῦν LMT οὖν ἐν. O ‖ 22 ἀντιθερμήνῃ LM ἀντιθερμάνῃ O ἀντιθερμαίνῃ T ‖ 23 δὴ om. L ‖ 25 post οὔκουν add. οὐδὲν M om. LOT

ἀπεικός ἐστιν οὐδὲ τὴν ἐν τοῖς ζῴοις θερμασίαν οἷον τροφῇ τινι χρῆσθαι τοῖς τοιούτοις φαρμάκοις ὡς τὸ πῦρ τοῖς ξύλοις. οὕτω γὰρ δὴ καὶ φαίνεται γιγνόμενον. εἰ δὲ κατεψυγμένῳ σώματι περιπάττοις ὁτιοῦν αὐτῶν ἀκριβῶς λεπτὸν ἐργασάμενος, οὐδ' ὅλως θερμαίνεται καὶ διὰ τοῦτο τρίβομεν ἐπὶ πλεῖστον τὰ κατεψυγμένα μόρια τοῖς τοιούτοις φαρμάκοις, ἅμα μὲν ἀνάπτοντες τῇ τρίψει θερμασίαν, ἅμα δ' ἀραιὸν ἐργαζόμενοι τὸ τέως ὑπὸ τῆς ψύξεως πεπυκνωμένον, 653 ἵν' εἴσω τε | δύῃ τὸ φάρμακον ὁμιλοῦν τε τῷ συμφύτῳ τοῦ ζῴου θερμῷ μεταβάλληταί τε καὶ θερμαίνηται. καὶ γὰρ εἰ μόριον αὐτοῦ τι σμικρότατον ἐνεργείᾳ κτήσαιτο τὴν θερμασίαν, εἰς ἅπαν οὕτω διαδίδωσι κατὰ τὸ συνεχές, ὡς εἰ καὶ τῆς δᾳδὸς ἅψαις τὸ ἄκρον ἀπὸ σμικροῦ σπινθῆρος· ἅπασαν γὰρ καὶ ταύτην ἐπινέμεται ῥᾳδίως τὸ πῦρ οὐδὲν ἔτι τοῦ σπινθῆρος δεόμενον. ἕκαστον οὖν τῶν δυνάμει θερμῶν οὔπω μὲν ἐν τῇ φύσει πλεονεκτοῦν ἔχει τὸ θερμὸν τοῦ ψυχροῦ, πλησίον δ' ἤδη τοῦ πλεονεκτεῖν ἐστιν, ὥστε βραχείας τῆς ἔξωθεν ἐπικουρίας δεῖσθαι πρὸς τὸ κρατῆσαι, καὶ ταύτην αὐτῷ ποτε μὲν ἡ τρῖψις ἱκανὴ παρασχεῖν ἐστι, ποτὲ δ' ἤτοι τὸ πῦρ ἤ τι τῶν φύσει θερμῶν σωμάτων ἁπτόμενον τούτου.

Οὐδὲν οὖν θαυμαστὸν οὐδὲ διὰ τί τὰ μὲν εὐθὺς ἅμα τῷ ψαῦσαι τοῦ σώματος ἡμῶν ἀντιθερμαίνειν αὐτὸ πέφυκε, τὰ δ' ἐν πλείονι χρόνῳ δρᾷ τοῦτο. καὶ γὰρ καὶ τῶν πλησιαζόντων τῷ πυρὶ τὰ μὲν εὐθὺς ἐξάπτεται, καθάπερ ἡ θρυ-654 αλλὶς καὶ ἡ δᾳς ἡ λεπτὴ ἥ τε πίττα | καὶ ὁ κάλαμος ὁ ξηρός, τὰ δ', εἰ μὴ πολλῷ χρόνῳ πλησιάσειεν, οὐ νικᾶται, καθάπερ τὸ ξύλον τὸ χλωρόν. ἀλλὰ μᾶλλον ἐκεῖνο διελέσθαι δικαιότερον, οὗ τὴν μὲν ἀπόδειξιν ἐν τοῖς Περὶ φυσικῶν

8 ἐργαζόμενοι LT ἐργασάμενοι MO ‖ 9 τε (post εἴσω) LT om. M ‖ καὶ ὁμιλοῦν O ‖ θερμῷ τοῦ ζῴου L ‖ 10 τε om. O ‖ 12 μεταδίδωσι LT ‖ κατὰ om. LT add. L^2 ‖ 13 μικροῦ L ‖ 14 μηδὲν M ‖ 15 οὖν LMT μὲν οὖν O ‖ 17 δ'] μὲν LT ‖ 19 παρασχεῖν LMT παρέχειν O ‖ 21 τούτου LT τούτων M om. O ‖ 22 οὐκοῦν οὐδὲ θ. ἐστιν εἰπεῖν οὔτε διότι LT οὐδὲν οὖν θ. οὐδὲ (om. εἰπεῖν) διὰ τί M ‖ 24 δρᾷ LM δρᾶν OT ‖ 26 ἡ λεπτὴ om. T ‖ ἥ τε π. LT καὶ ἡ π. O om. M ‖ 29 τῶν φ. MT

δυνάμεων ἐροῦμεν, ἐξ ὑποθέσεως δ' ἂν ἕνεκα τῶν παρόντων καὶ νῦν αὐτῷ χρησαίμεθα, τέτταρας μὲν εἶναι παντὸς σώματος δυνάμεις, ἑλκτικὴν μὲν τῶν οἰκείων μίαν, ἑτέραν δὲ τὴν τούτων αὐτῶν καθεκτικὴν καὶ τρίτην ⟨τὴν⟩ ἀλλοιωτικὴν καὶ τετάρτην ἐπ' αὐταῖς τὴν τῶν ἀλλοτρίων ἀποκριτικήν, εἶναί τε ταύτας τὰς δυνάμεις ὅλης τῆς οὐσίας ἑκάστου τῶν σωμάτων, ἣν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ κεκρᾶσθαί φαμεν. ἐπειδὰν δὲ κατὰ μίαν ἡντινοῦν τῶν ἐν αὐτῷ ποιοτήτων τὸ σῶμα μεταβάλλῃ τὸ πλησιάζον, οὔτε καθ' ὅλην ἐνεργεῖν αὐτοῦ τηνικαῦτα τὴν οὐσίαν ὑποληπτέον οὔτ' ἐξομοιωθῆναι δύνασθαι [ποτὲ] τὸ μεταβαλλόμενον· ὥστ' οὐδὲ θρέψειεν ἄν ποτε τὸ οὕτω μεταβληθὲν οὐδὲν τῶν μεταβαλλόντων. εἰ δ' ἱκανῶς μεταβάλλοι, τουτέστι καθ' ὅλην αὐτοῦ τὴν οὐσίαν ἐνεργῆσαν, ἐξομοιώσειεν ἂν οὕτως ἑαυτῷ καὶ τραφείη πρὸς | τοῦ μεταβληθέντος· οὐδὲ γὰρ ἄλλο τι 655 θρέψις ἐστὶ παρὰ τὴν τελείαν ὁμοίωσιν.

Cap. II. Ἐπειδὴ δὲ ταῦτα διώρισται, πάλιν ἐκεῖθεν ἀρκτέον τοῦ λόγου. τῶν ζῴων ἕκαστον οἰκείαις τρέφεται τροφαῖς· οἰκεία δ' ἐστὶν ἑκάστῳ τροφὴ πᾶν ὅ τι ἂν ἐξομοιωθῆναι δύνηται τῷ τρεφομένῳ σώματι. χρὴ τοίνυν ὅλην τὴν οὐσίαν τοῦ τρέφοντος ὅλῃ τῇ τοῦ τρεφομένου φύσει κοινωνίαν τέ τινα καὶ ὁμοιότητα κεκτῆσθαι, πάντως οὐκ ὀλίγης οὐδ' ἐνταῦθα τῆς κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ὑπαρχούσης διαφορᾶς· τὰ μὲν γὰρ μᾶλλον οἰκεῖά τ' ἐστὶ καὶ ὅμοια, τὰ

2 χρησαίμεθα LT χρησόμεθα MO ‖ μὲν add. LT om. OM ‖ post τέτταρας add. εἰπόντες O om. LMT ‖ π. τοῦ σ. L ‖ 3 post δυνάμεις add. οἰκείας OM om. LT ‖ 4 τούτων αὐτῶν L τῶν αὐτῶν cett. ‖ ⟨τὴν⟩ addidi ‖ 5 τὴν LMT om. O ‖ 6 ταύτας τὰς LT τὰς αὐτὰς MO ‖ 9 αὐτῷ scripsi: αὐτῷ L (L^2 add. τῷ σώματι) M αὐταῖς T αὐτῇ O ‖ οὐ pro οὔτε MT ‖ 10 αὐτοῦ codd. ‖ οὔτε ποτὲ O ‖ 11 ποτὲ δύνασθαι MT δύνασθαί ποτε L ‖ 12 τὸ οὕτω] τοῦτο M τὰ οὕτως μεταβληθέντα T ‖ 13 δ' ἱκανῶς MT δὲ κείνως L^1 δ. κοινῶς L^2 δὲ ἐκεῖνο O ‖ μεταβάλλοιτο M μεταβάλλει L ‖ 14 αὐτοῦ LT ἑαυτοῦ MO ‖ ἐνεργῆσαν LM ἐνεργήσαι O ἐνεργεῖσαν T ‖ 16 ὁμοίωσιν L^2 ἀλλοίωσιν L^1 ‖ 17 ταῦτα LMT τοῦτο O ‖ 20 δύνηται L^1 δύναται L^2MT ‖ 21 ὅλῃ τοῦ τρ. τῇ φ. M ‖ 22 ὁμοίωσιν M ‖ 24 διαφορᾶς αὐτοῖς L αὐτοῖς δ. M ἐν αὐτοῖς δ. O αὐτοῖς delevi.

δ' ἧττον, ὥστε καὶ τῆς κατεργασίας τὰ μὲν ἰσχυροτέρας τε καὶ πολυχρονιωτέρας, τὰ δ' ἀσθενεστέρας θ' ἅμα καὶ ὀλιγοχρονιωτέρας προσδεῖσθαι, τὸ μὲν ὀρνίθειον ἐλάττονος, τὸ δὲ χοίρειον πλείονος, τὸ δὲ βόειον ἔτι πλείονος. ἐλαχίστης δὲ δεῖται μεταβολῆς εἰς ἐξομοίωσιν ὁ οἶνος, ὅθεν καὶ τρέφει καὶ ῥώννυσι τάχιστα. πάντως μὲν οὖν καὶ τοῦτον ὁμιλῆσαι χρὴ τοῖς πεπτικοῖς ὀργάνοις, γαστρί τε καὶ ἥπατι καὶ φλεψίν, 656 ἐν οἷς ἂν προκατερ|γασθεὶς τρέφειν ἤδη δύναιτο τὸ σῶμα· πρὶν δὲ τῆς ἐν τούτοις μεταβολῆς ἐπιτυχεῖν οὐχ οἷόν τ' αὐτῷ τροφὴν ζῴου γενέσθαι, κἂν εἰ δι' ὅλης ἡμέρας καὶ νυκτὸς ἐπικείμενος ἔξωθεν εἴη τῷ χρωτί. πολὺ δὲ δὴ μᾶλλον ἄρτος ἔξωθεν ἐπικείμενος ἢ τεῦτλον ἢ μᾶζα τρέφειν ἀδύνατα. τὰ μὲν οὖν ὁμοιούμενα πάντη τροφαί, τὰ δ' ἄλλα σύμπαντα φάρμακα καλεῖται. διττὴ δὲ καὶ τούτων ἡ φύσις· ἢ γὰρ οἷάπερ ἐλήφθη διαμένοντα νικᾷ καὶ μεταβάλλει τὸ σῶμα, καθ' ὃν τρόπον ἐκεῖνο τὰ σιτία, καὶ πάντως ταῦτα τὰ φάρμακα δηλητήριά τε καὶ φθαρτικὰ τῆς τοῦ ζῴου φύσεώς ἐστιν, ἢ μεταβολῆς ἀρχὴν παρὰ τοῦ σώματος λαβόντα σήπεται τοὐντεῦθεν ἤδη καὶ διαφθείρεται κἄπειτα συνδιασήπει τε καὶ συνδιαφθείρει τὸ σῶμα· δηλητήρια δ' ἐστὶν ἔτι καὶ ταῦτα. τρίτον δ' ἐπ' αὐτοῖς ἐστιν εἶδος φαρμάκων τῶν ἀντιθερμαινόντων μὲν τὸ σῶμα, κακὸν δ' οὐδὲν ἐργαζομένων 657 καὶ τέταρτον, ὅσα καὶ ποιοῦντά τι καὶ πάσχοντα | νικᾶται

3 προσδεῖσθαι L προσδεῖται MOT ‖ μὲν M μὲν γὰρ LT μ. οὖν O ‖ κρέας add. post ὀρνίθειον MO om. LT ‖ 4 χοίρειον] ὕειον L ‖ 5 ὁ LT om. MO ‖ 6 πάντως· ἀλλὰ μὲν (μὴν T) καὶ LT πάντων μὲν ἀλλὰ κ. M ‖ 8 ἂν LT om. MO; post ἂν add. καὶ LT ‖ ἤδη τρέφειν M ‖ δύναιτο L δύναται cett. ‖ 9 τούτοις] αὐτοῖς LT ‖ 10 αὐτῷ LT αὐτὸν MO ‖ 11 χρωτί LMT σώματι O ‖ δὴ L τι MO om. T ‖ 12 ἄρτος om. L ‖ 13 ἀδύνατα scripsi: ἀδύνατον LMT οὐ δύναται O ‖ ἐξομοιούμενα L ‖ πάντη] πάντα T ‖ 15 verba ἢ γὰρ usque ad τροφαῖς excerps. Orib. XIV 2 ‖ οἷαπερ ἐλήφθη MOT οἷα περιελήφθη L ‖ 16 ταῦτα πάντως O ‖ 18 τῷ σώματι L ‖ 19 διασήπει τε καὶ διαφθ. T διαφθ. τε καὶ διασήπει L^{1} συν supra utrumque verbum add. L^{2} συνδιασήπει τε καὶ διαφθείρει M συνδιασ. τ. κ. συνδιαφθ. Orib. ‖ 20 ἔτι] ἤδη M ‖ 21 ἐπ' αὐτοῖς ἐστιν εἶδος LMT ἐστὶν ἐπ' αὐτοῖς εἶδος O

τῷ χρόνῳ καὶ τελέως ἐξομοιοῦται. συμπέπτωκε δὲ τούτοις ἅμα τε φαρμάκοις εἶναι καὶ τροφαῖς.

Θαυμαστὸν δ' οὐδέν, εἰ βραχείας ἀφορμῆς ἔνια λαβόμενα μεγίστην ἐκτροπὴν ἴσχει τῆς ἀρχαίας φύσεως. ὁρᾶται γοῦν καὶ τῶν ἔξω πολλὰ τοιαῦτα. κατὰ μέν γε τὴν ἐπὶ τῆς Ἀσίας Μυσίαν οἰκία ποτὲ κατεκαύθη τρόπῳ τοιῷδε· κόπρος ἀπέκειτο περιστερῶν ἤδη σεσηπυῖα καὶ τεθερμασμένη καὶ ἀτμὸν ἀναπέμπουσα καὶ ἁπτομένοις ἱκανῶς θερμή. ταύτης δὲ πλησίον ἦν, ὡς καὶ ψαύειν ἤδη, θυρὶς ἔχουσα ξύλα νεωστὶ καταληλιμμένα ῥητίνῃ πολλῇ. θέρους οὖν μέσου λάβρος ἥλιος προσβαλὼν ἐξῆψε τὴν ῥητίνην τε καὶ τὰ ξύλα. κἀντεῦθεν ἤδη θύραι τινὲς ἕτεραι πλησίον ὑπάρχουσαι καὶ θυρίδες ἔναγχος ἐξαληλιμμέναι ῥητίνῃ ῥᾳδίως τε διεδέξαντο τὸ πῦρ καὶ μέχρι τῆς ὀροφῆς ἐξέτειναν. ἐπεὶ δ' ἅπαξ ἐκείνης ἡ φλὸξ ἐλάβετο, ταχέως ἐπὶ πᾶσαν ἐνεμήθη τὴν οἰκίαν. οὕτω δέ πως, οἶμαι, καὶ τὸν Ἀρχιμήδην φασὶ διὰ τῶν πυρείων ἐμπρῆσαι τὰς τῶν πολεμίων τριήρεις. | ἀνάπτεται 658 δ' ἑτοίμως ὑπὸ πυρείου καὶ ἔριον καὶ στυπεῖον καὶ θρυαλλὶς καὶ νάρθηξ καὶ πᾶν ὅ τι ἂν ὁμοίως ᾖ ξηρόν τε καὶ χαῦνον. ἐξάπτουσι δὲ φλόγα καὶ λίθοι παρατριβόμενοι καὶ μᾶλλον ἢν θείου τις αὐτοῖς ἐπιπάσσῃ. καὶ τὸ τῆς Μηδείας δὲ φάρμακον τοιοῦτον ἦν. πάντα γοῦν ἀνάπτεται προσβαλλούσης θερμασίας οἷς ἂν ἐπαλειφθῇ. σκευάζεται δ' ἐκεῖνο διά τε θείου καὶ τῆς ὑγρᾶς ἀσφάλτου. καὶ μὲν δὴ καὶ ὡς θαῦμά τις ἐδείκνυ· ἀποσβεννὺς λύχνον αὖθις ἧπτε τοίχῳ προσφέρων· ἕτερος δὲ λίθῳ προσέφερεν· ἐτεθείωτο δ' ἄρα

1 δὲ LMT δὲ καὶ O ‖ τούτοις ἅπασιν LT ‖ 4 οἰκείας TL^{1} γρ. ἀρχαίας L^{2} ‖ 5 γε LMT γὰρ O ‖ 9 νεωστὶ ξύλα L ‖ 10 κατηλειμμένα LOT ‖ 11 λαῦρος LMT ‖ 12 τέ τινες LT ‖ 13 ἐξεληλιμμέναι L ἀληλιμμέναι M ἐξαληλιμμένης T ‖ τε om. OT ‖ 14 ἡ φλὸξ ἐκείνης O ‖ 15 ἐδράξατο M ἐλάσσεται T ‖ 16 δέ LMT δή O ‖ 17 πυρείων L πυριῶν M πυριτῶν Corn. ‖ 18 πυρὸς LT πυρίου MO ‖ καὶ ἔριον om. M ‖ 19 ὅ τι ἂν] ὁτιοῦν LT ‖ τε om. O ‖ 20 φλόγα post παρατριβόμενοι colloc. LT ‖ 21 ἢν LM ἂν O ‖ αὐτοὺς L ‖ 22 δὲ om. MT ‖ 23 ὑπαλειφθῇ M ‖ δ' ἐκεῖνο LT δὲ κἀκεῖνο MO ‖ 24 τε om. M ‖ 25 θαῦμα LMT θαυμαστόν O ‖ ἐδείκνυ M δεικνὺς LOT ‖ ἀνῆπται O

καὶ ὁ τοῖχος καὶ ὁ λίθος. καὶ ὡς ἐγνώσθη τοῦτο, θαυμαστὸν οὐκέτ' ἦν τὸ γιγνόμενον.

Πάντ' οὖν ταῦτα τὰ φάρμακα θερμὰ μὲν οὔπω τελέως ἐστίν, ἐπιτηδειότατα μέντοι πρὸς τὸ γενέσθαι θερμὰ καὶ διὰ τοῦτο δυνάμει θερμὰ λέγεται. περὶ μὲν δὴ τούτων οὐδὲν ἄπορον, ἀλλ' οὐδὲ διὰ τί πινόμενος μὲν ὁ οἶνος ἱκανῶς θερμαίνει τὸ σῶμα, κατὰ δὲ τοῦ δέρματος ἐπιτιθέμενος οὐ
659 θερμαίνει. δέδεικται γὰρ ὀλίγῳ πρότερον οὐχ | ἁπλῶς ὡς θερμὸν φάρμακον ἀλλ' ὡς οἰκεία τροφὴ θερμαίνων τὸ ζῷον. ὡς γὰρ αἱ τοῦ πυρὸς ἐπιτήδειοι τροφαὶ τὸ πῦρ αὔξουσιν, οὕτω καὶ τῶν φύσει θερμῶν σωμάτων ὅ τί περ ἂν οἰκεία τε καὶ σύμφυτος ὑπάρχῃ τροφὴ ῥώσει τε πάντως αὐτὰ καὶ τὴν ἔμφυτον αὐξήσει θερμασίαν. καὶ τοῦτο μὲν ἁπάσης τροφῆς κοινόν· οἴνῳ δ' ἴδιον ἐξαίρετον ὑπάρχει τὸ τάχος τῆς μεταβολῆς ὡς δᾳδὶ καὶ θρυαλλίδι καὶ στυπείῳ καὶ πίττῃ. καὶ δὴ καὶ τῆς εἰκόνος ἐχόμενοι τοῦ πυρὸς ἀναμνησθῶμεν αὖθις ξύλων ὑγρῶν, ἃ τροφὴ μέν ἐστι καὶ αὐτὰ τοῦ πυρός, ἀλλ' οὐκ εὐθὺς οὐδ' ἐκ τοῦ παραχρῆμα, καὶ διὰ τοῦτ' ἐπιβληθέντα [πολλάκις] τῷ πυρὶ κατακρύπτει τε τὴν φλόγα καὶ μάλιστ' ἂν ἀσθενὴς ὑπάρχῃ καὶ σμικρά, καὶ κίνδυνον ἐπάγει φθορᾶς. οὕτως οὖν κἀν τοῖς ζῴοις ὅσα τῶν ἐδεσμάτων, ἵν' ἐξομοιωθῇ τελέως καὶ θρέψῃ τὸ σῶμα, χρόνου δεῖται, ψῦχος μᾶλλον ἐπάγειν ἢ θάλπος ἐν τῷ παραυτίκα φαίνεται. θερμαίνει μὴν ἐν τῷ χρόνῳ καὶ ταῦτα,
660 παραπλησίως τοῖς ἄλλοις ἐδέ|σμασιν, εἰ μόνον αὐτοῖς προσγένοιτο τὸ θρέψαι τὸ σῶμα. τροφὴ γὰρ ἅπασα κατὰ τὸν ἑαυτῆς λόγον αὔξει τὸ τοῦ ζῴου θερμόν. εἰ δὲ καταποθείη

1 ὁ λίθος κ. ὁ τοῖχος LMT ‖ 2 οὐκέτ'] οὐδὲν LT ‖ 4 μέν γε LT ‖ 6 μὲν om. L[1]OT ‖ 7 οὐ] οὐδὲν LT ‖ 8 ὡς LMT ὥσπερ O ‖ 9 θερμαίνων LO θερμαῖνον MT ‖ 10 γὰρ] γ. καὶ MT ‖ 12 τε om. LT add. L[2] ‖ σύμφωνος M ‖ πάντως LMT διὰ παντὸς O ‖ 13 αὔξει M ‖ 16 ἀναμνησθῶμεν LMT ἀναμνήσωμεν O ‖ 19 ἐπ. πολλάκις MO πολλάκις ἐπιβλ. L πολλ. om. T ‖ τε om. L ‖ 20 καὶ μάλιστ'] μάλιστα δ' LT ‖ καὶ (ante κίνδυνον) add. LOT om. M ‖ 21 ἐπάγῃ L ‖ οὖν] γοῦν M ‖ 22 τελείως T ‖ 23 παραυτίκα LMT παραχρῆμα O ‖ 24 μὴν] μὲν L ‖ 25 προσγένοιτο LMT προσγένηται O ‖ 26 τὸ om. codd.

μὲν ὡς τροφή, μὴ μέντοι κρατηθείη μηδ' ἐξομοιωθείη, τοῦτ' ἐκεῖνο τὸ πρὸς Ἱπποκράτους εἰρημένον, εἴη ἂν ὄνομα τροφῆς, ἔργον δ' οὐχί. τριχῶς γὰρ τῆς τροφῆς λεγομένης, ὡς καὶ τοῦτ' αὐτὸς ἐδίδαξεν εἰπών· 'τροφὴ δὲ τὸ τρέφον, τροφὴ καὶ τὸ οἷον τροφὴ καὶ τὸ μέλλον', ἡ μὲν ἤδη τρέφουσα καὶ προστιθεμένη καὶ μηκέτι μέλλουσα κυρίως ὀνομάζεται τροφὴ καὶ θερμαίνει πάντως τὸ τρεφόμενον σῶμα, τῶν δ' ἄλλων οὐδετέρα, διότι μηδὲ τροφὴ κυρίως ἐστίν, ἀλλὰ τὸ μὲν οἷον τροφή, τὸ δ' ὅτι μέλλει τοιοῦτον γενήσεσθαι. ταῦτ' ἄρα καὶ αὐτὸς ὁ οἶνος οὐκ ἀεὶ θερμαίνει τὸ ζῷον, ὥσπερ οὐδὲ τοὔλαιον ἀνάπτει τὴν φλόγα, καίτοι γ' οἰκειοτάτη τροφὴ πυρὸς ὑπάρχον, ἀλλ' ἐὰν ἀσθενεῖ καὶ σμικρᾷ φλογὶ καταχέῃς ἔλαιον ἀθρόον καὶ πολύ, καταπνίξεις καὶ τελέως ἀποσβέσεις αὐτὴν μᾶλλον | ἢ αὐξήσεις. οὕτως οὖν καὶ ὁ οἶνος, ἐπει- 661
δὰν πολὺς ὡς μὴ κρατεῖσθαι πίνηται, τοσοῦτον ἀποδεῖ τοῦ θερμαίνειν τὸ ζῷον, ὥστε καὶ πάθη ψυχρότατα γεννᾷ· ἀποπληξίαι γοῦν καὶ παραπληξίαι καὶ κάροι καὶ κώματα καὶ παραλύσεις ἐπιληψίαι τε καὶ σπασμοὶ καὶ τέτανοι ταῖς ἀμέτροις οἴνου πόσεσιν ἕπονται, ψυχρὰ σύμπαντα πάθη. καθόλου γὰρ ὅσα τῶν εἰς τὸ σῶμα λαμβανομένων ὡς τροφὴ θερμαίνει, ταῦθ' εὕροις ἄν ποτε καὶ ψύχοντα, καθότι καὶ τὴν φλόγα πρὸς τῆς αὐτῆς ὕλης οὐκ αὐξανομένην μόνον, ἀλλὰ καὶ σβεννυμένην ἐνίοτε. ταυτὶ μὲν οὖν ἔοικεν ὁμολογεῖν ἅπαντα τοῖς τε περὶ τῶν στοιχείων καὶ τοῖς περὶ τῶν κράσεων λογισμοῖς.

Cap. III. Ἐκεῖνο δ' ἂν ἴσως δόξειε διαφέρεσθαι τό τινα τῶν ἐσθιομένων ἐν τροφῆς χρείᾳ κατὰ τοῦ δέρματος ἐπι-

1 post μέντοι add. γε δὲ O ‖ μηδ' ἐξομοιωθείη LMT om. O ‖ 2 ὄνομα] cf. Hipp. de alim. 21 (t. IX 106 L.) ‖ 4 τοῦτ' αὐτὸς ἐδ. MT τοῦτο τ' αὐτὸς ἐδ. L αὐτὸς ἐδ. τοῦτ' O ‖ καὶ pro δὲ OA ‖ 5 καὶ ante τὸ οἷον om. O ‖ 6 προσγιγνομένη M ‖ μηκέτι μέλλουσα om. M ‖ 7 καὶ LMT καὶ δὴ καὶ O ‖ 8 τροφαὶ κυρίως εἰσίν O ‖ 9 γενέσθαι LT ‖ 11 τὸ ἔλαιον LM ‖ 12 καταχέοις LO ‖ 13 post καταπνίξεις add. τε LT ‖ 16 ψυχρότατα LM ψυχρότερα O ‖ γεννᾶν LT ‖ 17 γοῦν om. O ‖ 18 post τέτανοι add. καὶ ὅσα LT ‖ 21 καὶ (ante ψύχοντα) om. O ‖ 23 καὶ om. M ‖ οὖν om. L ‖ 24 τε om. M ‖ τῶν ante στοιχείων om. O ‖ τῶν ante κράσεων om. LO ‖ 26 δόξῃι L δόξῃ O ‖ 27 ἐπιτιθέντα M

τιθέμενα διαβιβρώσκειν τε καὶ ἑλκοῦν αὐτό, καθάπερ νᾶπυ
καὶ τάριχος σκόροδά τε καὶ κρόμυα. καίτοι καὶ τοῦτο συμ-
662 φωνεῖ τοῖς ἐξ ἀρχῆς ὑποκειμένοις· ἅμα μὲν γὰρ ὅτι | μετα-
βάλλεται καὶ ἀλλοιοῦται κατά τε τὴν γαστέρα πεττόμενα κἀν
ταῖς φλεψὶν αἱματούμενα, πρὸς δὲ τούτοις καὶ διότι μὴ
μένει καθ' ἕνα τόπον, ἀλλ' εἰς πολλὰ μερίζεται πάντῃ φερό-
μενα, καὶ πρὸς τούτοις διότι μίγνυται καὶ χυμοῖς πολλοῖς
καὶ τοῖς ἅμ' αὐτοῖς λαμβανομένοις σιτίοις, ἔτι τε πρὸς τού-
τοις ὅτι διὰ ταχέων ἥ τε πέψις αὐτῶν γίγνεται καὶ ἡ διά-
κρισις, ὡς τὸ μὲν οἰκεῖον ἐξομοιωθῆναι, τὸ δὲ περιττὸν ἐν
αὐτοῖς καὶ δριμὺ διὰ γαστρός θ' ἅμα καὶ οὔρων καὶ ἱδρώ-
των ἐκκριθῆναι, διὰ ταῦτα πάντα τὸ ἔξωθεν ἑλκοῦν ἐσθιό-
μενον οὐχ ἑλκοῖ. καίτοι κἂν εἰ τῶν εἰρημένων ἓν ὁτιοῦν
ὑπῆρχεν αὐτοῖς, ἱκανὸν ἂν ἦν δήπουθεν ἀβλαβῆ φυλάξαι
τὰ ἐντός, οἷον, εἰ τύχοι, τὸ μεταβάλλειν πρῶτον. εἰ γὰρ οὐ
μένει τὸ νᾶπυ τοιοῦτον, οἷον ἔξωθεν ἐλήφθη, δῆλον, ὡς
οὐδὲ τὴν δύναμιν αὐτοῦ μένειν ἀξιώσεις· εἰ δὲ καὶ δια-
κρίνεται καὶ καθαίρεται, πολὺ δὴ καὶ μᾶλλον. ἤρκει δὲ καὶ
τὸ μὴ χρονίζειν ἐν ἑνὶ χωρίῳ. φαίνεται γὰρ οὐδὲ περὶ τὸ
663 δέρμα | δρᾶσαί τι δυνάμενον ἄνευ χρόνου πλείονος. ἀλλὰ
καὶ τὸ μίγνυσθαι πολλοῖς ἑτέροις σιτίοις οὐ σμικρὸν οὐδ'
αὐτό. γνοίης δ' ἄν, εἰ μόνον αὐτὸ προσενέγκοις χωρὶς τῶν
ἄλλων σιτίων, ὅσην ἀνίαν τε καὶ δῆξιν ἐπιφέρει τῇ γαστρί.
καὶ μὲν δὴ κἂν εἰ πολλοῖς γλυκέσι χυμοῖς ἀναμίξας αὐτὸ
κατὰ τοῦ δέρματος ἐπιθείης, οὐδὲν ἐργάσεται φαῦλον. ὁπότ'
οὖν ἕκαστον τῶν εἰρημένων ἱκανόν ἐστι καθ' ἑαυτὸ κωλῦσαι
τὸ νᾶπυ δρᾶσαί τι τοιοῦτον ἐντός, οἷον ἐκτὸς ἔδρα περὶ τὸ
δέρμα, πολὺ δήπου μᾶλλον οἶμαι πάνθ' ἅμα συνελθόντα.

---

2 καὶ post καίτοι add. LT om. MO ‖ 3 γὰρ om. L ‖ 4 τε om. LT ‖ κάν] καὶ LOT ‖ 7 καὶ ante χυμοῖς om. M ‖ 8 ἅμ' αὐτῷ LT ‖ ἔτι τε LOT καὶ ἔτι τε M ‖ πρὸς τούτοις ὅτι om. M ‖ 10 ὁμοιωθῆναι LT ‖ 12 post ἑλκοῦν add. ἐπικείμενον M ‖ 13 κἂν εἰ LMT κἂν O ‖ 15 τὰ ἐντός MT τὰ ἐκτός LO ‖ 17 ἀξιώσειας L ‖ 18 καὶ (post δὲ) om. M ‖ 20 πλέονος LT ‖ 21 καὶ om. M ‖ 22 ἂν om. M ‖ προσενέγκαις M προσενέγκοιο T ‖ 25 ἐπιθήσεις O ‖ ὁπόταν O ὅπου τ' οὖν T ‖ 26 ἑαυτὸ LM αὐτὸ OT ‖ 27 ἔδρα L[1]M δρᾷ L[2]O ‖ τῷ δέρματι T ‖ 28 πάνθ' ἅμα (ὁμοῦ L) συνελθόντα LMT πάντων ἅμα συνελθόντων O

καὶ γὰρ ἀλλοιοῦται πεττόμενον καὶ διακρίνεται καὶ καθαί-
ρεται καὶ πολλοῖς ἑτέροις ἀναμίγνυται καὶ μερίζεται πολλαχῇ
καὶ πάντῃ φέρεται καὶ χρονίζει κατ' οὐδὲν τῶν μορίων.
ὅτι δ', εἴπερ ἔμενε δριμύ, πάντως ἂν ἥλκωσε καὶ τὰ ἐντός,
ἐκ τῶν αὐτομάτων ἑλκῶν ἐπιγνώσῃ. γίγνεται γὰρ πολλοῖς
πολλάκις τοῖς μὲν ἐξ ἐδεσμάτων μοχθηρῶν, τοῖς δ' ἔκ τινος
ἐν αὐτῷ τῷ σώματι διαφθορᾶς καὶ σηπεδόνος ἡ καλουμένη
κακοχυμία καὶ τούτοις ἐνίοτε μὲν | ἑλκοῦταί τι καὶ τῶν ἐν- 664
τός, ὡς τὰ πολλὰ δὲ τῷ τὴν φύσιν ἀποτρίβεσθαι τὰ κατὰ
τὴν ἕξιν περιττώματα πρὸς τὸ δέρμα τοῦθ' ἑλκοῦται πολλοῖς
καὶ συνεχέσιν ἕλκεσι. καρκῖνός τε γὰρ καὶ φαγέδαινα καὶ
ἕρπης ὁ ἀναβιβρωσκόμενος ἄνθρακές τε καὶ τὰ χειρώνεια
καὶ τηλέφεια καλούμενα καὶ ἄλλαι μυρίαι γενέσεις ἑλκῶν
ἔκγονοι τῆς τοιαύτης εἰσὶ κακοχυμίας. οὔτ' οὖν τῶν τοι-
ούτων οὐδὲν ἄπορον οὔτε διὰ τί τῶν φαρμάκων ἔνια μὲν
οὐδὲν ἡμᾶς ἔξωθεν ἀδικοῦντα μέγα τι κακὸν ἐργάζεται κατα-
ποθέντα. τινὰ δὲ πολλάκις μὲν ἔβλαψεν εἴσω ληφθέντα,
πολλάκις δ' ὠφέλησεν· ἔνια δ' οὐ μόνον ἔσωθεν ἀλλὰ καὶ
ἔξωθεν ἀδικεῖ. συλλήβδην δ' εἰπεῖν οὐδὲν ὁμοίως ἔσωθέν τε
καὶ ἔξωθεν ἐνεργεῖν πέφυκεν. οὔτε γὰρ ὁ τοῦ λυττῶντος
κυνὸς ἀφρὸς οὔθ' ὁ τῆς ἀσπίδος οὔθ' ὁ τῆς ἐχίδνης ἰός,
οἳ δὴ καὶ χωρὶς ἕλκους ἔξωθεν προσπεσόντες ἀδικεῖν πεπί-
στευνται, τὴν ἴσην ἔχουσι δύναμιν ἢ τῷ δέρματι μόνον
ὁμιλήσαντες ἢ εἴσω μεταληφθέντες. οὐ μὴν οὐδ' ἐκεῖνο
θαυμάζειν ἄξιον, εἴ τι|νων φαρμάκων οὐκ ἐξικνεῖται πρὸς 665
τὸ βάθος ἡ δύναμις· οὐ γὰρ ἀναγκαῖον ἅπαντα τὴν αὐτὴν
ἔχειν ἰσχύν. εἰ δὲ πολλὰ τῶν εἴσω λαμβανομένων ἐν μὲν
τῷδε τῷ καιρῷ καὶ μετὰ τοσῆσδε ποσότητος καὶ τῆς πρὸς
τάδε μίξεως ὠφέλησεν, ἀκαίρως δὲ καὶ πολλὰ καὶ ἄμικτα

---

2 πολλαχῇ LMT πολλαχῶς O ‖ 3 πάντῃ LT πανταχῇ MO ‖ 4 ἂν] καὶ L om. M ‖ 8 τι καὶ τῶν ἐντὸς ἑλκοῦται LMT ‖ 9 δὲ LMT δὲ καὶ O ‖ 10 τοῦθ' om. M ‖ ταῦθ' ἑλκοῦνται O ‖ 13 τὰ τηλέφια OT ‖ 16 ἡμᾶς οὐδὲν O ‖ 17 μὲν LMT om. O ‖ 18 μόνον ἐνεργεῖν ἔσωθεν πέφυκεν ἀλλὰ καὶ ἔξωθεν ἀδικεῖν M ‖ 19 δ'] δὲ LT μὲν οὖν M γοῦν O ‖ 20 οὔτε γὰρ ὁ τῆς ἐχίδνης ἰὸς κτλ. O ‖ τοῦ om. M ‖ 23 μόνον LMT μόνῳ O ‖ 24 ὁμιλήσαντες LMT προσομιλήσαντες O ‖ 29 καὶ ante πολλὰ om. LT

ληφθέντα βλάβην ἤνεγκεν, οὐδὲν οὐδ᾽ ἐντεῦθεν ἀπόρημα τῷ λόγῳ. καὶ γὰρ καὶ τοῖς σιτίοις ὑπάρχει τοῦτό γε καὶ τῷ πυρὶ καὶ πᾶσιν ὡς οὕτω φάναι τοῖς προσπίπτουσι τῷ σώματι. συμμέτρου γοῦν φλογὸς ἔστιν ὅτε δεόμεθα καὶ χρώμενοι μεγάλως πρὸς αὐτῆς ὀνινάμεθα καίτοι τῆς ἀμέτρου καιούσης ἡμᾶς. οὕτω δὲ καὶ ψυχροῦ πόσις ἡ μὲν σύμμετρος ὀνίνησιν, ἡ δ᾽ ἄμετρος ἐσχάτως βλάπτει. τί τοίνυν θαυμαστὸν εἶναί τι φάρμακον οὕτω δυνάμει θερμόν, ὡς, εἰ μὲν πολύ τε λαμβάνοιτο καὶ κενῷ τῷ σώματι προσφέροιτο, διαβιβρώσκειν τε καὶ κατακαίειν αὐτό, εἰ δὲ παντελῶς ὀλίγον εἴη ἢ καὶ σὺν τοῖς κολάζουσι τὴν ἰσχὺν αὐτοῦ, πρὸς τῷ βλάπτειν μηδὲν ἔτι καὶ θερμαῖνον ὠφελεῖν; ὀπὸν γοῦν
666 | ἤτοι τὸν Κυρηναϊκὸν ἢ τὸν Μηδικὸν ἢ τὸν Παρθικὸν
αὐτὸν καθ᾽ ἑαυτὸν οὐκ ἔνεστιν ἀλύπως λαβεῖν· ἀλλ᾽ εἰ παντελῶς ὀλίγος ἢ σὺν ἄλλοις ἐν καιρῷ προσήκοντι ληφθείη, μεγάλως ὠφελεῖ.

Ταυτὶ μὲν οὖν ὅσα θερμαίνει τὸ σῶμα, μεταβολῆς ἀρχὴν ἐν αὐτῷ λαβόντα, καθότι πρόσθεν ἐρρέθη, πάλιν ἀντιθερμαίνειν αὐτὸ πέφυκεν· ὅσα δὲ ψύχει, καθάπερ ὀπὸς μήκωνος, οὐ μεταβάλλεται πρὸς τοῦ σώματος οὐδ᾽ ἐπ᾽ ὀλίγον, ἀλλ᾽ εὐθὺς αὐτὸ νικᾷ καὶ μεταβάλλει, κἂν εἰ θερμήνας αὐτὰ δοίης. ἔστι γὰρ ἡ σφῶν αὐτῶν φύσις ψυχρά, καθότι καὶ τὸ ὕδωρ. ὀρθῶς οὖν καὶ τοῦτο σὺν πολλοῖς ἄλλοις ὑπ᾽ Ἀριστοτέλους εἴρηται, τὸ τῶν θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν σωμάτων τὰ μὲν εἶναι καθ᾽ ἑαυτὰ τοιαῦτα, τὰ δὲ κατὰ συμβεβηκός, οἷον καὶ τὸ ὕδωρ καθ᾽ ἑαυτὸ μὲν ψυχρόν, κατὰ συμβεβηκὸς δέ ποτε καὶ θερμόν. ἀλλ᾽ ἡ μὲν ἐπίκτητος

1 οὐδ᾽ LT om. MO ‖ 3 ὡς οὕτω LT ὡσαύτως MO ‖ 4 γοῦν] γὰρ γοῦν L (γὰρ del.) γὰρ οὖν T ‖ 5 μεγάλως LT μεγάλα MO ‖ 6 πόσις O χρῆσις LMT ‖ 7 ἔμμετρος M ‖ 9 τι pro τε LT ‖ 10 κατακαίειν LMT καίειν O ‖ παντελῶς post αὐτὸ colloc. MOT ‖ 11 ἢ καὶ om. M καὶ om. T ‖ 12 ante βλάπτειν add. μὴ O om. LMT ‖ καὶ post ἔτι om. O ‖ ὠφελεῖ LMT ‖ 13 Κυρηναῖον LT ‖ 14 ἑαυτὸν LM αὐτὸν OT ‖ ἔνεστιν LT ἔστιν MO ‖ 15 ὀλιγοστὸς M ‖ τῷ ante προσήκοντι add. MO om. LT ‖ 17 ταυτὶ LT ταῦτα M ταύτη O ‖ οὖν om. L ‖ 18 ἐρρήθη MT ‖ 23 ὀρθῶς γὰρ οὖν δὴ καὶ M ‖ 25 σωμάτων] βρωμάτων T ‖ ἑαυτὰ L αὐτὰ cett. ‖ 26 ἑαυτὸ LMT αὐτὸ O ‖ 27 καὶ add. L om. MOT

αὐτοῦ θερμασία ταχέως ἀπόλλυται, μένει δ᾽ ἡ σύμφυτος ψυχρότης. ὡς οὖν ὕδωρ θερμὸν ἐπιβληθὲν φλογὶ κατασβέννυσιν αὐτήν, οὕτω καὶ τὸ μηκώνιον εἰ καὶ ὅτι μάλιστα
θερμήνας δοίης, | ἀποψύξεις τε τὴν ἐν τῷ ζῴῳ θερμασίαν 667
καὶ κίνδυνον ἐπάξεις θανάτου. πάντ᾽ οὖν τὰ τοιαῦτα φάρμακα βραχέα τε διδόμενα καὶ σὺν τοῖς κολάζειν αὐτῶν τὸ σφοδρὸν τῆς ψύξεως δυναμένοις ἔστιν ὅτε χρείαν τινὰ παρέχει τοῖς σώμασιν ἡμῶν, ὡς ἐν τοῖς περὶ φαρμάκων εἰρήσεται. καὶ γὰρ δὴ καὶ τὸ διὰ τῶν κανθαρίδων φάρμακον ἱκανῶς ὀνίνησι τοὺς ὑδερικούς, καίτοι τοὐπίπαν ἑλκοῖ τὴν κύστιν ἡ κανθαρίς· ἀλλ᾽ ἐπειδὰν ὑπό τε τῶν μιχθέντων αὐτῇ κολασθῇ καὶ σώματι προσάγηται παμπόλλην ὑγρότητα περιέχοντι, κενοῖ διὰ τῶν οὔρων αὐτό. μάλιστ᾽ οὖν χρὴ προσέχειν τὸν νοῦν ἐν ἅπασι τοῖς δυνάμει θερμοῖς ἢ ψυχροῖς εἶναι λεγομένοις, εἴτε τῆς φύσεώς ἐστι τῶν τρέφειν δυναμένων εἴτε μόνην ἀφορμὴν ἀλλοιώσεως λαμβάνοντα κἄπειτα κατὰ τὴν οἰκείαν φύσιν ἀλλοιούμενα διατίθησί πως τὸ σῶμα καὶ τρίτον ἐπὶ τούτοις, εἰ μηδ᾽ ὅλως ἀλλοιοῦται πρὸς αὐτοῦ κατὰ μηδέν. εἰ μὲν γὰρ ἐκ τοῦ γένους εἴη τῶν τρεφόντων, εἰ μὲν κρατηθείη, θερμαίνει, μὴ κρατηθέντα δὲ
ψύχει· | εἰ δὲ τῶν ἐπ᾽ ὀλίγον ποσὸν ἀλλοιουμένων, θερ- 668
μαίνει πάντως, εἰ δὲ τῶν μηδ᾽ ὅλως, ψύχει μάλιστα.

Cap. IV. Προσέχειν δ᾽, ὡς εἴρηται, μάλιστα καὶ διορίζεσθαι τὰ καθ᾽ ἑαυτὰ τῶν κατὰ συμβεβηκός, οὐκ ἐπὶ θερμῶν καὶ ψυχρῶν μόνον, ἀλλ᾽ οὐδὲν ἧττον αὐτῶν ἐφ᾽ ὑγρῶν τε καὶ ξηρῶν. ἔνια γὰρ τῶν τοιούτων ξηρὰ ταῖς οὐσίαις ὑπάρχοντα πολλῷ θερμῷ τακέντα φαντασίαν ὑγρότητος ἔλαβεν ὡς χαλκὸς καὶ σίδηρος, ἢ καθ᾽ ἑαυτὰ μέν ἐστιν ὑγρὰ καθάπερ ὁ κρύσταλλος, ἀκράτῳ δὲ ψύξει πλησιάσαντα ξηρὰ

1 ἀπόλλυται O ἀπαλλάττεται LMT ‖ 3 μηκώνιον LOT μηκώνειον M ‖ ὅτι] τῶ L om. T ‖ 4 τῷ ζῴῳ LM τοῖς ζῴοις OT ‖ 10 καίτοι] καὶ M ‖ 12 κολασθήσεται M ‖ 13 αὐτό LMT αὐτήν O ‖ προσέχειν χρὴ M ‖ 15 ψυχροῖς ἢ θ. L ἢ ψ. ἢ θ. T ‖ 16 λαμβανόντων L[1] λαμβάνοντα L[2] ‖ 21 ἐπὶ ποσὸν (om. ὀλίγον) LT ‖ 22 μάλιστα om. L ‖ 24 αὐτὰ M ‖ 26 ξηρῶν] ψυχρῶν L[1] ξηρῶν L[2] ‖ γάρ τοι LT ‖ 27 τῷ θερμῷ M ‖ 28 αὐτὰ M ‖ 29 ψύξει L[2]OT ψύχει ML[1]

φαίνεται. χρὴ τοίνυν ἁπάντων τούτων τὴν κρίσιν οὐχ ἁπλῶς ποιεῖσθαι, καθότι κἀν τοῖς ἔμπροσθεν ἐλέγομεν, ἀλλὰ μετὰ τοῦ συνεπισκέπτεσθαι, πῶς ἔχει θερμότητος ἢ ψυχρότητος· εἰ μὲν γὰρ ὀλίγης μετέχοντα θερμότητος ὅμως ὑγρὰ φαίνοιτο, διὰ τὴν οἰκείαν φύσιν ἐστὶ τοιαῦτα, κἂν εἰ μετὰ δαψιλοῦς θερμασίας, ξηρά. τὰ δ' ἤτοι ῥέοντα μετὰ θερμό-
669 τητος ζεούσης ἢ πεπηγότα διὰ | ψῦξιν ἄκρατον, οὐ καθ' ἑαυτὰ νομίζειν εἶναι τὰ μὲν ὑγρά, τὰ δὲ ξηρά. ταύτῃ τ' οὖν διαιρεῖσθαι τὰ καθ' ἑαυτὰ τῶν κατὰ συμβεβηκὸς ἀναφέροντά τε πρὸς αὐτὰ ταῦτα τὴν κρίσιν οὕτω ποιεῖσθαι τῶν δυνάμει θερμῶν ἢ ψυχρῶν ἢ ξηρῶν ἢ ὑγρῶν. οὐ γὰρ πρὸς τὸ κατὰ συμβεβηκὸς ἀλλὰ πρὸς τὸ καθ' ἑαυτὸ κρίνεσθαι χρὴ τὸ δυνάμει. κοινὴ δ' ἐπὶ πάντων ἡ κρίσις καὶ μία τὸ τάχος τῆς ἀλλοιώσεως. ὁμωνύμως δὲ λεγομένου τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ· τὸ μὲν γὰρ κατ' ἐπικράτησιν οὕτως ὀνομάζεται, τὸ δ' ὡς ἄκραν ἔχον ἧς παρονομάζεται ποιότητα· εἰς ὁπότερον ἂν αὐτῶν ἑτοίμως μεθίστηται τὸ κρινόμενον, ἔσται δυνάμει τοιοῦτον. ἔλαιον γοῦν ἐστι δυνάμει θερμόν, ὅτι ῥᾳδίως φλὸξ γίγνεται, κατὰ ταὐτὰ δὲ καὶ ῥητίνη καὶ πίττα καὶ ἄσφαλτος, οἶνος δέ, διότι ῥᾳδίως αἷμα γίγνεται, κατὰ ταὐτὰ δὲ καὶ μέλι καὶ κρέας καὶ γάλα.

670 Ταυτὶ μὲν οὖν ὅλαις ἀλλοιούμενα ταῖς οὐσίαις τρο|φαὶ τῶν ἀλλοιούντων εἰσί· τὰ δὲ κατὰ μίαν ἡντινοῦν ποιότητα τὴν ἀλλοίωσιν ἴσχοντά τε καὶ παρέχοντα φάρμακα μόνον, ὥσπερ γε καὶ ὅσα ταῖς ὅλαις ἑαυτῶν οὐσίαις ἄτρεπτα μένοντα διατίθησί πως τὸ σῶμα, φάρμακα μέν ἐστι καὶ ταῦτα,

---

1 τούτων ἁπ. O ‖ 3 ψυχρότητος ἢ θ. ἢ ξηρότητος ἢ ὑγρότητος (add.) M ‖ 4 ὑγρὰ] δ' ὑγρὰ L^1 γρ. ξηρά L^2T καὶ ὑ. O ‖ 6 ξηρά L^1 ὑγρά L^2T ‖ 7 ῥεούσης M ‖ αὐτὰ M ‖ 8 ταύτῃ] ταυτί M ‖ 10 τε] γε L ‖ δυνάμεων L ‖ 11 καὶ ψ. καὶ ξ. καὶ ὑ. L ‖ 12 χρὴ κρίνεσθαι O ‖ τὰ δυνάμει L ‖ 15 τοῦ ξηροῦ κ. τοῦ ὑ. L ‖ τὸ μὲν LT τὰ μὲν MO ‖ 16 τὸ δὲ LT τὰ δὲ MO ‖ ἔχον LT ἔχοντα MO ‖ 17 ποιότητος LMO^1 ποιότητα O^2 in marg. ‖ ἂν om. O ‖ μεθίστηται L μεθίσταται MOT ‖ 18 ἔσται om. M ‖ γοῦν LT μὲν M μὲν γὰρ O ‖ ἐστι om. LT ‖ δυνάμει μὲν L ‖ 20 ἄσφαλτος καὶ πίττα O ‖ 22 ὅλ. τ. οὐ. ἀλλ. L ‖ τροφὴ L ‖ 24 παρέχοντα LMT τρεπόμενα O ‖ 25 αὐτῶν T ‖ 26 πῶς add. L om. cett.

χαλεπὰ δὲ καὶ φθαρτικὰ τῆς τοῦ ζῴου φύσεως. ὅθενπερ οἶμαι τὸ γένος αὐτῶν ἅπαν ὀνομάζεται δηλητήριον. οὐ γὰρ δὴ διὰ τοῦτό γε λεκτέον οὐκ εἶναι τῷ γένει δηλητήρια τὰ τοιαῦτα, διότι παντελῶς ἐλάχιστα προσαχθέντα βλάβην οὐδεμίαν αἰσθητὴν ἐπιφέρει· οὕτω γὰρ ἂν οὐδὲ τὸ πῦρ εἴη θερμὸν οὐδ' ἡ χιὼν ψυχρά, ὡς καὶ τούτων γε τὰ παντάπασι σμικρὰ σαφὲς οὐδὲν ἀποτελεῖ περὶ τοῖς σώμασιν ἡμῶν πάθος. σπινθῆρος γὰρ ἑνὸς ἑκατοστὸν μέρος ἐστὶ μὲν πάντως τῷ γένει πῦρ, ἀλλ' οὐ μόνον οὐκ ἂν ἡμᾶς καύσειεν ἢ θερμήνειεν, ἀλλ' οὐδ' ἂν αἴσθησίν τινα παράσχοι προσπεσόν. οὕτω δὲ καὶ τὸ τῆς ψυχρᾶς ῥανίδος ἑκατοστὸν μέρος οὐ μόνον οὐδὲν ἂν βλάψειεν ἢ ψύξειεν, ἀλλ' οὐδ' ἂν αἴσθησίν τινα παράσχοι. | μὴ τοίνυν οὕτω μηδὲ τὰ δηλητήρια 671
κρίνειν, ἀλλὰ τῇ τῆς ὅλης φύσεως ἐναντιώσει, τὴν δ' ἐναντίωσιν ἐκ τῆς ἐν μέσῳ κρίνειν μεταβολῆς. οἷον εὐθέως ἀπὸ τῶν στοιχείων οὔθ' ὕδωρ εἰς πῦρ οὔτε πῦρ εἰς ὕδωρ μεταβάλλειν πέφυκεν, ἀλλ' εἰς ἀέρα μὲν ἄμφω, ἐκεῖνος δ' εἰς ἑκάτερα, εἰς ἄλληλα δὲ ταῦτ' οὐδαμῶς. ἄμεσος μὲν οὖν ἡ εἰς ἀέρα μεταβολὴ τοῦ ὕδατος, ὡσαύτως δὲ καὶ τοῦ πυρός· οὐκ ἄμεσος δ' ἡ πυρὸς καὶ ὕδατος εἰς ἄλληλα. ταῦτ' οὖν ἀλλήλοις ἐστὶν ἐναντία καὶ πολέμια. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ὀπὸς μήκωνος ἀνθρωπείῳ σώματι τελέως ἐστὶν ἐναντίος οὐδὲν εἰς αὐτὸν οὔτε κατὰ μίαν ποιότητα δρᾶσαι δυναμένῳ οὔτε πολὺ δὴ μᾶλλον ἔτι καθ' ὅλην τὴν οὐσίαν.

Ἓν μὲν δὴ τὸ γένος τοῦτο τῶν δηλητηρίων. ἕτερον δὲ τῶν ἀφορμὴν μέν τινα μεταβολῆς λαμβανόντων ἐκ τῆς ἐν ἡμῖν θερμασίας, εἰς πολυειδεῖς δ' ἐντεῦθεν ἐκτρεπομένων ἀλλοιώσεις, ὑφ' ὧν διαφθείρεσθαι τὴν φύσιν ἡμῶν συμβέ-

---

1 ὅθεν LT ‖ 2 καὶ τὸ γ. O ‖ 3 γε om. M ‖ 6 γε] δὲ O ‖ τὰ παντάπασιν σμικρὰ LOT π. τ. σμ. M ‖ 7 περὶ] ἐν LT ‖ 10 ἢ θερμήνειεν om. M ‖ 11 ψυχροτάτης L ‖ 13 τινα om. M ‖ παράσχοι προσπεσόν (add.) LT ‖ μηδὲ om. M ‖ 15 ἐν μέσῳ scripsi: ἐμμέσου codd. ‖ 21 ἐστὶν ἐναντία LT ἐστὶ τὰ ἐ. M ἐν. ἐστὶ O ‖ τε καὶ πολ. T ‖ δὲ post αὐτὸν colloc. LMT ‖ 22 ἀνθρωπίνῳ M ἀνθρωπείου σώματος O ‖ 23 αὐτὸν LT αὐτὸ MO ‖ δυναμένῳ scripsi: δυνάμενον codd. post δυνάμενον add. τὸ σῶμα LT ‖ 25 τὸ γένος τοῦτο LT γένος τοῦτο M τοῦτο γ. O ‖ 26 μέν om. LT ‖ τινα post δὲ colloc. T ‖ 28 συμβέβηκε LMT συμβαίνει O

βηκε. πάντα γὰρ τὰ τοιαῦτα τῷ γένει δηλητήρια, κἂν διὰ 672 σμικρότητά | ποτε μηδὲν αἰσθητὸν ἀπεργάζηται. τὰ μὲν δὴ διαβιβρώσκοντα καὶ σήποντα καὶ τήκοντα τὴν τοῦ σώματος ἡμῶν φύσιν εἰκότως ὀνομάζεται δυνάμει θερμά, τὰ δ' αὖ ψύχοντα καὶ νεκροῦντα ψυχρά. τὰ μὲν οὖν πρότερα παράλογον οὐδὲν οὔτ' αὐτὰ πάσχειν οὔτε τοῖς σώμασιν ἡμῶν ἐναπεργάζεσθαι δοκεῖ. θερμῷ γὰρ σώματι πλησιάσαντα καί τινα ῥοπὴν ἀλλοιώσεως ἐντεῦθεν λαβόντα τὰ μὲν εἰς ἐσχάτην ἀφικνεῖται θερμότητα, τὰ δ' εἰς σηπεδόνα. διατίθησιν οὖν εἰκότως καὶ τὰ τῶν ζῴων σώματα κατὰ τὴν ἑαυτῶν διάθεσιν. ὅσα δὲ ψύχει [τὸ σῶμα], κἂν θερμήνας αὐτὰ προσενέγκῃς, ἀπορίαν οὐ σμικρὰν ἐπιφέρει, τίνος ποτὲ φύσεώς ἐστιν. εἰ γὰρ ἅπαξ ἐνεργείᾳ θερμὰ γέγονε, τί οὐ θερμαίνει τὸ ζῷον; ἢ εἰ μήπω τεθέρμανται, πῶς φαίνεται θερμά; λύσις δὲ τῆς ἀπορίας, εἰ διορισθείη τὸ καθ' αὑτὸ ψυχρὸν τοῦ κατὰ συμβεβηκός, ὡς Ἀριστοτέλης ἐδίδαξεν. ἀπόλλυται γὰρ ἐν τάχει τῶν κατὰ συμβεβηκὸς θερμῶν ἡ 673 ἐπίκτητος διάθεσις, ὥστ' εἰς τὴν ἀρχαίαν αὐτὰ | φύσιν ἐπανέρχεσθαι ῥᾳδίως. ἐν δὲ τῷ πλησιάζειν ἡμῖν τὰ φύσει μὲν ψυχρά, κατὰ συμβεβηκὸς δὲ θερμά, δύο ταῦτ' ἐξ ἀνάγκης γίγνεται· τὸ μὲν ἐπίκτητον αὐτῶν ἀπόλλυται θερμόν, ἡ δ' οἰκεία κρᾶσις οὐδὲν ὑπὸ τῆς ἡμετέρας πάσχουσα μένει ψυχρά. καὶ τί θαυμαστόν, εἰ μήκωνος ὀπὸς ἢ μανδραγόρας ἢ κώνειον ἤ τι τῶν τοιούτων, εἰ καὶ θερμανθέντα προσενεχθείη, μικρὸν ὕστερον γίγνεται ψυχρά, πτισάνης καὶ γάλακτος καὶ χόνδρου καὶ ἄρτου ταὐτὸν τούτοις πασχόντων, ἐπειδὰν εἰς ἄρρωστον ἐμπεσόντα γαστέρα μὴ κρατηθῇ πρὸς αὐτῆς. ἐμεῖται γοῦν πολλάκις ἱκανῶς ψυχρά. καὶ τό γε τούτου μεῖζον, ὃ δὴ καὶ Ἱπποκράτης ἐπεσημήνατο, καίτοι χυμὸς ὂν ἤδη τὸ φλέγμα κἀκ τῶν σιτίων τῶν μὴ πεφθέντων

1 δηλητήρια] πολέμιά ἐστιν M ‖ 3 τε καὶ σήπ. M ‖ 5 νεκροῦντα codd. ναρκοῦντα B ‖ οὖν] δὴ LT ‖ 6 πάσχει LT ‖ 11 τὸ σῶμα om. L^1 add. L^2 τὰ σώματα M ‖ θερμάνας M ‖ 12 προσενέγκοις L ‖ φέρει L ‖ 15 διορισθῇ L ‖ ἑαυτὸ T ‖ 16 ἐδίδασκεν T ‖ 19 ῥᾳδίως ἐπανέρχεσθαι L ‖ 24 τι τοιοῦτον M ‖ προσενεχθείη LMT προσενεχθείης O ‖ 26 ταὐτὸν τούτοις L ταὐτὸ τοῦτο MT ‖ 29 τούτου LM τοῦτο T τούτων O ‖ δὴ om. M ‖ 30 ὂν O ὢν LMT ‖ μὴ om. LO ‖ πολλάκις post πεφθέντων add. M om. LOT

ἐν τῇ γαστρὶ γεννώμενον ὅμως ψυχρὸν ἁπτομένοις φαίνεται οὐ μόνον ἐν τῇ γαστρὶ συστὰν ἀλλὰ κἀκ τῶν φλεβῶν αὐτῶν ὑπό τινος τῶν καθαιρόντων φαρμάκων ἑλχθέν. καίτοι γε γλισχρότατόν ἐστι φύσει καὶ βιαίως ἄγεται, ἀλλ' ὅμως οὐδ' ἡ βία τῆς | ὁλκῆς ἐκθερμαίνειν αὐτὸ δύναται. τί οὖν 674 θαυμαστόν, εἰ καὶ τὸ μηκώνιον, οὕτως ἐναντίον ἡμῶν τῇ φύσει φάρμακον, ἀποψύχεται μὲν αὐτίκα μάλα, κἂν θερμὸν ποθῇ, συγκαταψύχει δ' ἑαυτῷ τὸ σῶμα; τὴν μὲν γὰρ ἐπίκτητον οὐ φυλάττει θερμασίαν, ὅτι φύσει ψυχρὸν ἦν· τῷ δὲ μηδ' ἀλλοιοῦσθαι τὴν οὐσίαν αὐτοῦ πρὸς ἡμῶν ἀλλὰ μᾶλλον ἀλλοιοῦν τε καὶ μεταβάλλειν ἡμᾶς οὔτ' ἐκθερμαίνεταί που πρὸς ἡμῶν αὐτό τε διατίθησιν ἡμᾶς καθ' ἑαυτό· ψυχρὸν οὖν ὑπάρχον φύσει ψύχει δήπου καὶ ἡμᾶς· οὔκουν οὐκέτ' ἄπορον οὐδὲν ὑπόλοιπον ἐν τῷ λόγῳ. καὶ γὰρ δὴ καὶ ὅτι τούτων ἁπάντων τῶν φύσει ψυχρῶν ὅ τι ἂν ἐπὶ πλέον ἐκθερμήνῃς, ἐξίσταται τῆς ἰδίας φύσεως, πρὸς τῷ μηδὲν ἄπορον ἔχειν ἔτι καὶ μαρτυρεῖ τοῖς προειρημένοις. ὡς γὰρ καὶ ἡ σαλαμάνδρα μέχρι μέν τινος οὐδὲν ὑπὸ πυρὸς πάσχει, κατακαίεται δ', εἰ πλείονα χρόνον πλησιάσειεν, οὕτω καὶ μανδραγόρας καὶ κώνειον καὶ μηκώνιον καὶ ψύλλιον ἐπὶ βραχὺ μὲν ὁμιλήσαντα πυρὶ τὴν οἰκείαν ἔτι διαφυλάττει κρᾶσιν, ἐπὶ | πλέον δὲ θερμανθέντα διαφθείρεται παραχρῆμα 675 καὶ δρᾶν οὐκέτ' οὐδὲν ὧν πρότερον ἐπεφύκει δύναται.

Τῶν μὲν δὴ τοιούτων ἁπάντων ἡ φύσις ἐναντιωτάτη

1 τῇ om. LT ‖ γεγεννημένος LT γεννώμενον Corn. ‖ 2 συνιστᾶν L ‖ κἀκ] καὶ L ‖ 4 γε om. LT ‖ γλ. φύσει ἐστὶ M γλ. σφόδρα, φησίν, ἐστι L γλισχρότητος σφόδρα φύσει ἐστὶ T γλ. ἐστι σφόδρα O ‖ 6 μηκώνιον LT μηκώνειον MO ‖ 8 δ' αὐτῷ καὶ τὸ M δ' ἑαυτοῦ καὶ τὸ T ‖ μὲν add. L om. MOT ‖ 10 vocabula ἀλλὰ μᾶλλον usque ad πρὸς ἡμῶν om. L^1 add. L^2 in marg. ‖ 11 ἐκθερμαίνεται L^2MT θερμαίνεται O ‖ 12 που M δήπου LT τι O ‖ ἑαυτό L αὐτό MO ‖ 13 δήπου] πάντως L ‖ οὔκουν ὑπόλοιπον ἔτ' ἄπορον οὐδ. ἐ. τ. λ. LT ὑπόλοιπον post λόγῳ colloc. M ‖ 14 δὴ add. L^2 ‖ 17 ἔτι L^2 τι L^1T ‖ προειρημένοις LMT εἰρημένοις O ‖ 18 γὰρ δὴ καὶ LT ‖ οὐδὲν ὑπὸ πυρὸς L οὐ. ὑ. τοῦ π. M ὑ. π. οὐ. O ‖ 19 πλείονα χρόνον LT ἐπὶ πλείονι χρόνῳ MO ‖ ante πλησιάσειεν add. τῷ πυρὶ O om. LMT ‖ 20 ὁ μαν. O ‖ καὶ μηκώνιον add. LMT om. O ‖ 21 πυρὶ LM τῷ π. O ‖ ἔτι om. LT ‖ 23 οὐκέτ' om. L ‖ 24 ἁπάντων om. T

τοῖς ἀνθρώποις ἐστί· φύσιν δ' ὅταν εἴπω, τὴν ὅλην οὐσίαν τε καὶ κρᾶσιν λέγω τὴν ἐκ τῶν πρώτων στοιχείων, θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ· τῶν δέ γε τάχιστα τρεφόντων οἰκειοτάτη. τὰ δ' ἄλλα πάντα μεταξὺ τούτων ἐστί, τὰ μὲν μᾶλλον, τὰ δ' ἧττον δρᾶν καὶ πάσχειν ὑπὸ τοῦ σώματος ἡμῶν δυνάμενα, καστόριον μὲν καὶ πέπερι δρᾶν μᾶλλον ἢ πάσχειν [ὑπὸ τοῦ σώματος ἡμῶν δυνάμενα], οἶνος δὲ καὶ μέλι καὶ πτισάνη πάσχειν μᾶλλον ἢ δρᾶν. ἅπαντα γοῦν ταῦτα καὶ πάσχει τι καὶ δρᾷ περὶ τὸ σῶμα· καθ' ὅλου γὰρ ἐπειδὰν εἰς ταὐτὸν ἀλλήλοις ἥκοντα δύο σώματα διαμάχηταί τε καὶ στασιάζῃ πρὸς ἄλληλα περὶ τῆς ἀλλοιώσεως ἐν χρόνῳ πλείονι, δρᾶν καὶ πάσχειν ἑκάτερον αὐτῶν ἀναγκαῖόν ἐστιν. ἴσως δέ, κἂν μὴ πάνυ πολλῷ χρόνῳ γίγνηται τοῦτο, δρᾷ μέν τι καὶ τότε τὸ νικώμενον εἰς τὸ κρατοῦν,
676 ἀλλ' οὕτω | σμικρὸν ὡς λανθάνειν τὴν αἴσθησιν. οὐδὲ γὰρ ὁ τμητικώτατος σίδηρος εἰ τὸν μαλακώτατον τέμνοι κηρὸν δι' ὅλης ἡμέρας καὶ νυκτός, δυνατὸν αὐτῷ μὴ οὐκ ἀμβλεῖ γενέσθαι σαφῶς. οὕτω δήπου κἀκεῖνο καλῶς εἰρῆσθαι δοκεῖ

Πέτρην κοιλαίνει ῥανὶς ὕδατος ἐνδελεχείῃ.

καὶ γὰρ καὶ φαίνεται γιγνόμενον οὕτως· ἀλλ' ἐπὶ μιᾶς ἢ καὶ δευτέρας προσβολῆς οὐδὲν οὔπω σαφὲς ἐν τοῖς τοιούτοις ἰδεῖν ἔστιν. ὅθεν οἶμαι καὶ τὸ μηδ' ὅλως πάσχειν ἔνια πρὸς τῶν ὁμιλούντων ἐδοξάσθη τισὶ καὶ συγχωρητέον γε τοῖς οὕτω λέγουσι πολλάκις καὶ αὐτοὺς ὁμοίως ἐκείνοις λεκτέον ἐστὶ τὰ πολλά, πλὴν εἴ ποτε μέχρι τῆς ἐσχάτης ἀκριβείας ἀνάγοιμεν τὸν λόγον, ὥσπερ ἐν τῷ παρόντι ποιοῦμεν. οὕτως οὖν καὶ τὸ τῆς ἀειπαθείας δόγμα τῷ λόγῳ μὲν αὐτῷ μόνῳ σκοποῦσιν ἰσχυρὰν ἔχει τὴν ἀπόδειξιν. οὐ

---

6 μὲν M μὲν γὰρ LOT ‖ 7 ἢ καὶ π. M ‖ vocabula ὑπὸ τοῦ σώματος ἡ. δυν. om. L^1T add. L^2 in marg. ‖ 8 πάσχει L^1 πάσχειν L^2 ‖ δρᾷ L^1 δρᾶν L^2 ‖ 9 γοῦν LM οὖν OT ‖ τι om. LT ‖ 11 τε om. M ‖ 13 πάνυ πολλῷ LT πολλῷ πάνυ MO ‖ 14 τι T ἔτι cett. ‖ 15 μικρὸν LT ‖ 16 τέμνοι L τέμνει MOT ‖ 17 δυνατὸν LOT Corn. ἀδύνατον M ‖ αὐτὸν M ‖ ἀμβλεῖ LO ἀμβλὺν M ‖ 18 δέ που LT ‖ 19 Πέτρην cf. Kinkel, fragm. epic. Graec. I, 271 fr. 10 ‖ 20 ἐπὶ LT ἔκ τε M ἐπὶ μὲν O ‖ καὶ om. LT ‖ 22 ἔνια om. M ‖ 24 καὶ LMT δὲ καὶ O ‖ αὐτοὺς LM αὐτοῖς T αὐτοὺς ἡμᾶς O ‖ 25 τῆς om. L ‖ 27 οὕτω γοῦν M ‖ 28 αὐτὸ L^1 γρ. αὐτῷ L^2

μὴν χρεία γ' αὐτοῦ τίς ἐστιν πρὸς τὰς κατὰ μέρος πράξεις. ἂν γὰρ οὕτω σμικρά τινα περὶ ἡμᾶς ᾖ | πάθη διὰ παντός, 677
ὡς μηδεμίαν αἰσθητὴν καὶ σαφῆ βλάβην ἐνεργείας ἐργάζεσθαι μηδεμιᾶς, εὐκαταφρόνητα δήπουθέν ἐστι καὶ τῷ μηδ' εἶναι φάσκοντι τὰ τοιαῦτα συγχωρητέον. οὕτως οὖν ἔχει κἀπὶ τῶν τρεφόντων ὀλίγου δεῖν ἁπάντων. ἐργάζεται μὲν γάρ τι καὶ αὐτὰ περὶ τὸ σῶμα τῶν ἀνθρώπων, ἀλλ' οὐκ αἰσθητὸν οὐδὲ σαφὲς εἰσάπαξ. ἡ μέντοι πολυχρόνιος αὐτῶν προσφορὰ μεγάλως ἀλλοιοῖ καὶ μεταβάλλει σαφῶς ἤδη τὰ σώματα. ἔνια μέν γε καὶ κατὰ τὴν πρώτην χρῆσιν εὐθὺς ἐναργῶς ἐνδείκνυται τὴν ἀλλοίωσιν, οἷον καὶ ἡ θριδακίνη τοὺς μὲν ἐγκαιομένους τὴν γαστέρα σαφῶς ἐμψύχουσά τε καὶ ἀδίψους ἐργαζομένη, τοὺς δὲ κατεψυγμένους ἐναργῶς βλάπτουσα. συντελεῖ δ' οὐ σμικρὰ καὶ τοῖς ὕπνοις οὐ κατ' ἄλλον τινὰ λόγον, ἀλλ' ἢ ὅτι ψυχρά τ' ἐστὶ καὶ ὑγρὰ τὴν κρᾶσιν, ἀλλ' οὕτω ψυχρὰ καὶ ὑγρὰ πρὸς ἄνθρωπόν τε καὶ τἆλλ' ὅσα τρέφειν πέφυκεν ὡς καὶ τὰ ξύλα τὰ χλωρὰ πρὸς τὸ πῦρ. ὥστ' εὐλόγως ἄμφω τοῖς τοιούτοις ἐδέσμασιν ὑπάρχει | τό θ' ὡς φαρμάκοις διατιθέναι τὰ σώμαθ' ἡμῶν καὶ 678
τὸ τρέφειν, παρ' ὅλον μὲν τὸν χρόνον τῆς πέψεως ὡς φαρμάκοις· ἡνίκα δ' ἤδη τρέφει τε καὶ τελέως ὁμοιοῦται, τότ' οὐκέτ' οὐδὲν ἡμᾶς ἀντιδρῶντα τὴν ἔμφυτον αὔξει θερμασίαν, ὡς καὶ πρόσθεν εἴρηται. κοινὸν γὰρ δὴ τοῦτο τῶν τρεφόντων ἁπάντων ἐστὶ καὶ οὐ χρὴ θαυμάζειν, εἴ τι, πρὶν μὲν ἐξομοιοῦσθαι καὶ τρέφειν, ἔτι πεττόμενον ἔψυξεν, ἐξομοιωθὲν δὲ καὶ θρέψαν ἐθέρμηνε, μεμνημένους ἀεὶ τοῦ τῶν χλωρῶν ξύλων παραδείγματος. ὥστε καὶ ἡ χρεία τῶν τοιούτων ἁπάντων διττὴ τοῖς ἰατροῖς ἐστι καὶ ὡς σιτίων καὶ ὡς φαρμάκων. φέρε γὰρ ὑπηλλάχθαι τινὶ τὴν ἀρίστην ἐν τῇ γαστρὶ κρᾶσιν

---

1 γε αὐτοῦ τίς ἐστιν LMT γέ τις ἐστιν αὐτοῦ O ‖ 2 ἂν] τὰ LT ‖ σμικρά LM οὕτως μικρά O ‖ ᾖ om. LT ‖ 4 μηδ' M μηδὲ LT μηδὲν O ‖ 7 αὐτὰ LMT ταῦτα O ‖ 8 εἰς ἅπαξ LT τι καθάπαξ MO ‖ 10 γε] γὰρ O ‖ 12 ἐκκαιομένους T ‖ 15 ἢ add. LMT om. O ‖ 16 ψυχρὰ καὶ ὑγρὰ LT ὑ. κ. ψ. MO ‖ τε om. L ‖ 17 ἄλλα LT ‖ πέφυκε τρέφειν LT ‖ 19 φάρμακον T φάρμακα L ‖ 20 τῆς πέψεως χρόνον L ‖ 22 οὐδὲν om. LT ‖ ἡμῖν L ‖ 23 δὴ τοῦτο LT ἤδη τοῦτο MO ‖ 25 ἔψυξεν M ἔψυχεν LOT

ἐπὶ τὸ θερμότερον. οὗτος ἄχρι μὲν οὗ πέττει τὴν θριδακίνην, ἐμψυχθήσεται καὶ συμμετρίαν κτήσεται κράσεως· ἐπειδὰν δ' ἐξ αὐτῆς ἤδη τρέφηται, τὴν οὐσίαν αὐξήσει τῆς ἐμφύτου θερμασίας.

Ἐν τούτῳ δὴ καὶ μάλιστα δοκοῦσί μοι παραλογίζεσθαι σφᾶς αὐτοὺς οἱ πολλοὶ τῶν νεωτέρων ἰατρῶν ἀγνοοῦντες, 679 ὡς ἐνίοτε μὲν ἡ ποιότης | ἐπιτείνεται τῆς ἐν ἡμῖν θερμασίας, ἐνίοτε δ' ἡ οὐσία παραύξεται καὶ ὡς ἑκατέρως οἱ παλαιοὶ θερμότερον γεγονέναι φασὶ τὸ ζῷον. καὶ γὰρ καὶ γίγνεται θερμότερον, ἄν τ' ἐπιτείνῃς αὐτοῦ τὴν θερμασίαν ἄν τ' αὐξήσῃς τὴν οὐσίαν, ἐν ᾗ πρώτῃ περιέχεται. φέρε γὰρ εἶναι τὸ αἷμα τὸ ἐν τῷ σώματι τοῦ ζῴου καθ' ἑαυτὸ θερμὸν ἢ καὶ νὴ Δία, εἰ βούλει, τὴν ξανθὴν χολήν, ἅπαντα δὲ τἆλλα κατὰ συμβεβηκὸς ὑπάρχειν θερμὰ τῷ τούτων μετέχειν. ἆρ' οὐκ ἀναγκαῖον ἔσται διττῶς γίγνεσθαι θερμότερον τὸ ζῷον ἤτοι τῷ πλείονας ἐπικτήσασθαι τοὺς θερμοὺς χυμοὺς ἢ τῷ θερμοτέρους ἔχειν ἢ πρότερον; ἐμοὶ μὲν καὶ πάνυ φαίνεται. κατὰ δὲ τὸν αὐτὸν οἶμαι τρόπον καὶ ψυχρότερον ἔσται διττῶς ἢ τῷ πλείονας ὑποτραφῆναι τοὺς ψυχροὺς χυμούς, οἷον τό τε φλέγμα καὶ τὴν μέλαιναν χολὴν ἢ τῷ τῆς αὐτῆς ἁπάντων μενούσης συμμετρίας ὑπαλλαχθῆναι μόνην τὴν ποιότητα. τί δὴ οὖν θαυμαστόν, ἄχρι μὲν ἂν πέττηται τὸ ψυχρὸν τῇ φύσει σιτίον, οἷον ἀνδράχνη τε καὶ θριδακίνη, ψυχρᾶς ποιότητος ἀναπίμπλασθαι τὸ σῶμα, 680 πεφθέντων δ' ἀκριβῶς | καὶ γενομένων αἵματος χρηστοῦ θερμότερον αὖθις ἑαυτοῦ γίγνεσθαι τὸ σῶμα τῇ τοῦ θερμοῦ χυμοῦ γενέσει; καὶ μὴν εἰ μηδὲν τούτων μήτ' ἀδύνατόν ἐστι μήτε θαυμαστὸν ἔτι, παυσάσθωσαν οἱ μὴ συγχωροῦντες ἓν καὶ ταὐτὸν ἔδεσμα καὶ τὴν ὡς τροφῆς καὶ τὴν ὡς φαρμάκου χρείαν τῷ ζῴῳ παρέχειν. ὡς γὰρ εἰ καὶ μηδ' ὅλως

2 ἐμψυγήσεται L^1T γρ. ἐμψυχθήσεται L^2 ‖ τε καὶ T ‖ 3 ἐκ ταύτης LT ‖ αὔξει M ‖ 5 δὲ δὴ M ‖ 9 τὸ ζῷόν φασι O ‖ 12 τὸ] τῶν OT ‖ 12 ἑαυτὸ LT αὐτὸ MO ‖ 15 ἔσται om. L ‖ 16 τοὺς θερμοὺς χ. LMT χυμοὺς θ. O ‖ 19 πλείονας LT πλείους MO ‖ ἐπιτραφῆναι LT ‖ 20 τε om. O ‖ 21 αὐτῆς L αὐτῶν MOT ‖ ὑπηλλάχθαι M ‖ 25 αἵματος χρηστοῦ M αἷμα χρηστὸν LOT ‖ 30 παρέξειν O

ἐπέφθη, διὰ παντὸς ἂν ἐφυλάχθη φάρμακον, οὕτω πεφθὲν ἄμφω γίγνεται. φέρε γὰρ μηδ' ὅλως πεφθῆναι τὴν θριδακίνην ἢ νὴ Δία τὸν χυλὸν αὐτῆς, ἐπειδὴ καὶ παραπλήσια τῷ τῆς μήκωνος ὀπῷ δρᾷ τὸν ἄνθρωπον, εἰ πάμπολυς ληφθείη, ἆρ' οὖν οὐ φάρμακον ἔσται τηνικαῦτα μόνον, ἄλλο δ' οὐδέν; οὐκ οἶμαί τινα περί γε τούτου διαμφισβητήσειν· ὥστ' ἔχει πάντως καὶ τὴν τοῦ φαρμάκου δύναμιν ἡ θριδακίνη. ἀλλὰ μὴν εἶχε καὶ τὴν τῆς τροφῆς· ἔθρεψε γὰρ πολλάκις· ὥστ' ἀμφοτέρας μὲν ἅμα τὰς δυνάμεις ἐν ἑαυτῇ περιέχει, δείκνυσι δ' οὐχ ὁμοίως ἀμφοτέρας, ἀλλ' ἐπειδὰν μὲν αὐτὴ πλέον ἐνεργῇ περὶ τὸν ἄνθρωπον ἢ πάσχῃ, τὴν ὡς φαρμάκου μᾶλλον | ἐπιδείκνυται δύναμιν, ἐπειδὰν δὲ πάσχῃ 681 πλέον ἢ ποιῇ, τὴν ὡς σιτίου. καὶ τί θαυμαστόν, εἰ τῇ θριδακίνῃ καὶ δρᾶν καὶ πάσχειν συμβέβηκεν, ὅπου γε καὶ τῷ ξίφει, καθότι καὶ μικρὸν ἔμπροσθεν ἐλέγετο, μὴ μόνον δρᾶν εἰς τὸν κηρὸν ἀλλὰ καὶ πάσχειν ὑπάρχει. τῷ δ' εἶναι πολὺ πλέον ὃ πέφυκε δρᾶν τοῦ πάσχειν λανθάνει θάτερον. ἀλλ' εἰ σκληρότατον αὐτῷ παραβάλλοις σίδηρον, ἔμπαλίν σοι φανεῖται πάσχειν μᾶλλον ἢ δρᾶν, καίτοι δρᾷ μέν τι καὶ τότε, παρορᾶται δ' ἡ δύναμις αὐτοῦ διὰ σμικρότητα.

Θαρροῦντες οὖν ἐπὶ πάντων μὲν ἁπλῶς ἀποφαινόμεθα τῶν σιτίων, ὡς οὐ μόνον πάσχειν ὑπὸ τοῦ σώματος ἡμῶν ἀλλὰ καὶ δρᾶν εἰς αὐτὸ πέφυκεν· ἤδη δὲ καὶ περί τινων, οἷς ἐναργῶς καὶ σαφῶς ὑπάρχει τὸ δρᾶν, ὡς οὐ σιτία μόνον ἐστὶν ἀλλὰ καὶ φάρμακα. θριδακίνη μὲν οὖν καὶ τροφὴ καὶ φάρμακον ψυχρόν, εὔζωμον δὲ καὶ τροφὴ καὶ φάρμακον θερμόν. εἰ δὲ καὶ καστόριον ἐν τῷ χρόνῳ πέττεται, εἴη ἂν καὶ τοῦτο καὶ τροφὴ καὶ φάρμακον θερμόν· οὕτω

4 τῆς LT τοῦ MO ‖ δρᾷ M δρᾷ εἰς LOT ‖ 5 οὐ L^2M om. OL^1T ‖ μόνον om. L^1 add. L^2 ‖ 6 γε om. LT ‖ διαμφισβητήσειν LT ἀμφισβητήσειν MO ‖ 7 εἶχε L ‖ 8 εἶχε LM ἔσχε O ‖ 9 ὥστ' om. T ‖ μὲν ἅμα] ἄρα LT ‖ ἑαυτῷ T^1 ‖ 10 περιέχειν M ‖ δεικνύει M ‖ 13 καὶ τί θαυμαστόν MT καὶ τοι θ. L^1 οὐδὲν add. L^2 κ. θ. οὐδὲν O ‖ 14 γε om. LMT ‖ 15 σμικρὸν T ‖ ἐλέγετο LMT ἐλέγομεν O ‖ 17 τοῦ π. LMT ἢ π. O ‖ 18 εἰ] εἰ καὶ LOT ‖ 21 μὲν post θαρροῦντες colloc. L ‖ 22 τῶν om. LMT ‖ 25 post οὖν add. γίνεται τοῖς νενοσηκόσι sed verba τ. ν. del. L ‖ 28 καὶ τροφὴ καὶ φάρμακον L τροφή τε ἅμα καὶ φάρμακον MT κ. τρ. κ. φ. ἅμα O

682 δὲ καὶ | νᾶπυ καὶ πέπερι καὶ τῶν βοτανῶν ἄνηθόν τε καὶ πήγανον ὀρίγανόν τε καὶ γλήχων καὶ καλαμίνθη καὶ θύμβρα καὶ θύμος. πάντα γὰρ ταῦτα καὶ τροφαὶ καὶ φάρμακα θερμά, πρὶν μὲν εἰς αἷμα μεταβαλεῖν, ἔτι γε πεττόμενα, φάρμακα, μεταβληθέντα δ᾿ οὐκέτι μὲν φάρμακα, τροφαὶ δ᾿ ἤδη κατὰ τὸ δεύτερον δηλονότι τῆς τροφῆς σημαινόμενον, ὃ οὔπω μέν ἐστι τροφή, οἷον δὲ τροφή.

Ὡς οὖν ἔμπροσθεν ἐπὶ τῆς θριδακίνης ὑπεθέμεθα μίαν μὲν κοιλίαν θερμοτέραν τοῦ δέοντος, ἑτέραν δὲ ψυχροτέραν, οὕτω καὶ νῦν ἐπὶ πάντων τῶν δυνάμει θερμῶν ὑποκείσθωσαν αἱ δύο κοιλίαι. τὴν μὲν οὖν ψυχροτέραν τοῦ δέοντος, ἄχρι περ ἂν ᾖ ἐν αὐτῇ περιεχόμενα καὶ πεττόμενα τὰ τοιαῦτα σύμπαντα, θερμανεῖ τε καὶ εἰς ἰσότητα κράσεως ἐπανάξει καὶ ὠφελήσει λόγῳ φαρμάκων, τὴν δ᾿ ἑτέραν τὴν θερμὴν ἐκπυρώσει τε καὶ μεγάλως βλάψει, καὶ ταύτας μὲν τὰς ἀλλοιώσεις ἐργάσεται κατὰ ποιότητα. πεφθέντα δ᾿ ἀκριβῶς καὶ μεταβληθέντα καὶ χρηστὸν αἷμα γενόμενα κατ᾿ οὐσίαν 683 | αὐξήσει τὸ ἔμφυτον τοῦ ζῴου θερμόν, οὐ κατὰ ποιότητα. καθ᾿ ὅλου γάρ, ἄν τε θερμὸν ἄν τε ψυχρὸν ᾖ τῇ δυνάμει τὸ σιτίον, ἐπειδὰν αἱματωθῇ, τὴν ἔμφυτον ὡσαύτως αὔξει θερμασίαν· ἄχρι δ᾿ ἂν ἄγηται μὲν εἰς αἵματος ἰδέαν, οὔπω δὲ τελέως αἷμα ⟨γένηται⟩, ψύχει καὶ θερμαίνει τὸ σῶμα δίκην φαρμάκου. ἅπας δ᾿ οὗτος ὁ λόγος ἐκ μιᾶς, ὡς ἔοικεν, ἀρχῆς ἤρτηται. διὸ καὶ φυλάττειν αὐτὴν ἀεὶ χρὴ καὶ μεμνῆσθαι διὰ παντός, ὡς ἕκαστον τῶν σωμάτων ἰδιότητά τινα κέκτηται κράσεως, οἰκείαν μὲν τῇδέ τινι τῇ φύσει, διαφερομένην δὲ τῇδέ τινι, καὶ ὡς εἰ μὲν ἀλλοιώσειε τὸ οἰκεῖον εἰς τὴν ἑαυτοῦ φύσιν, αὐξήσει τὴν οὐσίαν οὕτω τῆς ἐν αὐτῷ θερμασίας· εἰ δ᾿ ἀλλοιωθείη, δυοῖν θάτερον αὐτῷ συμβήσεται, θερμαίνοντος μὲν τοῦ μεταβάλλοντος ἐπικτήσασθαί τινα θερμασίαν, μὴ θερμαίνοντος δὲ τὴν οἰκείαν ἀπολέσαι. δῆλον οὖν ἐκ τούτων, ὡς ἐν τῷ πρός τι σύμπαντ᾿ ἐστὶ τὰ τοιαῦτα. πρὸς γὰρ τὴν ἰδιότητα τῆς ἀλλοιούσης φύσεως ἕκαστον τῶν προσφερομένων ἢ τροφῆς ἢ | φαρμάκου 684 λόγον ἢ ἀμφοτέρων ὑφέξει, οἷον τὸ κώνειον τῷ ψαρὶ μὲν τροφή, φάρμακον δ᾿ ἀνθρώπῳ καὶ τοῖς μὲν ὄρτυξιν ἐλλέβορος τροφή, τοῖς δ᾿ ἀνθρώποις φάρμακον. ἡ μὲν γὰρ τῶν ὀρτύγων κρᾶσις ἐξομοιοῦν ἑαυτῇ δύναται τὸν ἐλλέβορον, ἡ δὲ τῶν ἀνθρώπων οὐ δύναται.

Cap. V. *Φανερὸν οὖν ἤδη γέγονεν*, ὡς ἡ κρίσις τῶν πρὸς ἡμᾶς ὑγρῶν ἢ ξηρῶν ἢ ψυχρῶν ἢ θερμῶν οὐκ ἔξωθέν ποθεν, ἀλλ᾿ ἐξ ὧν ἡμεῖς αὐτοὶ πάσχομεν ἀκριβῶς ἂν γίγνοιτο καὶ ὡς πρῶτον μὲν καὶ μάλιστα ταῦτ᾿ εἴη σκεπτέον, ἐφεξῆς δ᾿, εἴ τι δεήσειε, καὶ τὰ ἔξωθεν. εἰ μὲν γὰρ ἐναργὴς εἴη καὶ σαφὴς αἰσθήσει τοῦ προσαχθέντος ἡ ἐνέργεια φαρμάκου, ταύτῃ πιστευτέον ἀμελοῦντας τῶν ἄλλων ἁπάντων γνωρισμάτων· εἰ δ᾿ ἀμυδρὰ καὶ ἀσαφὴς ἢ ἐπίμικτος ἤ τιν᾿ ὅλως ἀμφισβήτησιν ἔχουσα, τηνικαῦτα καὶ πρὸς τὰ ἐκτὸς ἅπαντα κριτέον αὐτήν, οὔκουν οὐδὲ πρὸς ταῦτα πόρρωθεν, ἀλλ᾿ ἀπ᾿ αὐτῆς τοῦ ζητουμένου τῆς οὐσίας, | οἷον εἰ τὸ 685 ἔλαιον θερμόν, οὐχ ὅτι γλίσχρον ἢ ὠχρὸν ἢ κοῦφον, ἀλλ᾿ εἰ ῥᾳδίως ἐκφλογοῦται. τοῦτο γὰρ ἦν αὐτῷ τὸ δυνάμει θερμῷ εἶναι τὸ ταχέως μεταβάλλειν εἰς τὸ ἐνεργείᾳ θερμόν. κατὰ δὲ τὸν αὐτὸν τρόπον κἀπὶ τῶν ἡμετέρων σωμάτων οὐκ

---

3 καὶ θύμος om. L ‖ τροφὴ M ‖ 4 μὲν LM γὰρ O μὲν γὰρ T ‖ μεταβάλλει LO μεταβάλλειν T ‖ γε om. LT τε M ‖ 5 μεταβαλλόμενα MT ‖ δ᾿ ἤδη] δὲ L ‖ 6 σημαινόμενον post δηλονότι colloc. L ‖ 8 τῆς L om. MO ‖ ὑπεθέμεθα MT ὑποτιθέμεθα L ἐλέγομεν O ‖ 9 θερμοτέραν LMT ψυχοτέραν O ‖ ψυχροτέραν LMT θερμοτέραν O ‖ 11 οὖν LMT δὴ O ‖ 13 θερμανεῖ L θερμαίνει MO ‖ τε om. L ‖ 18 τῷ ζῴῳ L^1OT τοῦ ζῴου L^2 ‖ 19 ἄν τε θερμὸν ἄν τε ψ. LT ἄν τε ψ. ἄν τε θ. MO ‖ 20 ὡσαύτως] σαφῶς M ‖ αὔξει LT αὐξήσει MO ‖ 22 ⟨γένηται⟩ addidi: ἐστὶν αἷμα LT αἷμα M αἱμαχθῇ O ‖ καὶ add. ante ψύχει T ‖ τὸ σῶμα] τὸ ζῶον O ‖ 23 πᾶς LT ‖ ὡς ἔοικεν LM om. O λόγος ἔοικεν ἐκ μ. T ‖ 24 εἴρηται L ‖ χρὴ ἀεὶ L

1 ἀλλοιώσει L ‖ 2 ἐν αὐτῷ] ἑαυτῶν T ‖ 8 φ. λόγον ἢ ἀ. LM φ. ἢ ἀ. λ. O ‖ 9 ἐφέξει LT ‖ 13 οὐ δύναται] οὐκέτι L ‖ 15 θερμῶν ἢ ψυχρ. LMT ‖ 16 post ἀλλ᾿ add. ἔσωθεν L ‖ 17 γίνοιτο corr. ex γένοιτο L ‖ πρώτην L^1MOT γρ. πρῶτον L^2 ‖ ταῦτ᾿ scripsi: ταύτην codd. ‖ 18 ἐπισκεπτέον pro εἴη σκ. LT ‖ εἰ δεήσει L ‖ τὰ scripsi: τῆς L τὴν MO τῶν T ‖ 20 πιστεύοντας L^1 γρ. πιστευτέον L^2 ‖ ἁπάντων τῶν ἄλλων γν. M ‖ 21 ἐπίμικτος] ἐπίκτητος M ‖ 23 οὔκουν O οὐκ οὖν L οὐκοῦν M ‖ ταῦτα] τὰ L ‖ 24 τοῦ ζητουμένου τῆς οὐσίας LMT τῆς οὐ. τ. ζ. O ‖ 26 θερμῷ L θερμὸν MO εἶναι θερμὸν T

εἰ παχυμερὲς ἢ λεπτομερὲς ἢ ὑγρὸν ἢ κοῦφον ἢ γλίσχρον ἢ ὠχρόν, ἀλλ᾽ εἰ θερμαίνει προσαγόμενον· οὕτω δ᾽ οὐδ᾽ εἰ γλυκὺ καὶ κοιλίαν ὑπάγον ἢ εὔρουν ἐργαζόμενον ἐν ταῖς φλεβοτομίαις, εἰ ἐπισταχθείη, τὸ αἷμα. καὶ γὰρ καὶ ταῦτα περιττὰ παρόν γε σκοπεῖν, εἰ θερμαίνει προσαγόμενον. εἰ μὲν οὖν ἐπισήμως τε καὶ ἰσχυρῶς ἐποίει τοῦτο, καθάπερ τὸ πέπερι, πρόδηλον ἂν ἦν πᾶσι καὶ ἀναμφισβήτητον· ἐπεὶ δ᾽ οὐκ ἰσχυρῶς, εὐλόγως εἰς ζήτησιν ἀφικνεῖται, πολὺ δὲ μᾶλλον ἐπὶ ῥοδίνου τε καὶ ὄξους ἠπόρηταί τε καὶ ἠμφισβήτηται τοῖς ἰατροῖς, εἴτε δυνάμει θερμὰ πέφυκεν εἴτε ψυχρά.

Χρὴ τοίνυν ἐξευρεῖν τινας ἐφ᾽ ἅπασι τοῖς δυνάμει λεγομένοις ὑπάρχειν ἢ θερμοῖς ἢ ψυχροῖς ἢ ξηροῖς ἢ ὑγροῖς ἀκριβεῖς καὶ σαφεῖς διορισμούς, ὡς ἔμπροσθεν ἐπὶ τῶν
686 ἐνεργείᾳ | λεγομένων ἐποιησάμεθα. προσήκει δ᾽ οἶμαι τὴν
ἀρχὴν ἀπὸ τῶν ἐναργεστάτων ποιήσασθαι· γυμνασάμενος γάρ τις ἐν τούτοις ῥᾷον ἀκολουθήσει τοῖς ἀσαφεστέροις. εὐθὺς οὖν ἐν τῷ προσφέρειν τῷ σώματι τόδε τι τὸ φάρμακον ἢ τὸ σιτίον ἀπηλλάχθω τὸ προσφερόμενον ἁπάσης σφοδρᾶς ἐπικτήτου θερμότητός τε καὶ ψύξεως. ὃν μὲν γὰρ ἐν τοῖς ἔμπροσθεν ἐποιησάμεθα διορισμόν, ἡνίκα τά θ᾽ ὑγρὰ καὶ τὰ ξηρὰ σώματα διαγιγνώσκειν ἐπεχειροῦμεν, οὗτος ἂν οὐδὲν ἧττον εἴη καὶ νῦν χρήσιμος ἐπὶ τῶν δυνάμει θερμῶν καὶ ψυχρῶν. εἴτε γὰρ δυνάμει ψυχρὸν ὂν τὸ προσφερόμενον ἐκθερμήναις σφοδρῶς εἴτε θερμὸν ὂν καταψύξαις, ἡ πρώτη τοῦ σώματος προσβολὴ τὴν αἴσθησιν ἀπὸ τῆς ἐπικτήτου διαθέσεως, οὐκ ἀπὸ τῆς οἰκείας τοῦ προσαχθέντος ἐργάσεται κράσεως. ἵν᾽ οὖν ἀκριβής τε καὶ εἰλικρινὴς ἡ

3 ante γλυκὺ add. τὸ μέλι M post γλυκὺ add. καὶ ἡδὺ LMT ‖ 4 post φλεβοτομίαις add. τὸ σῶμα L ‖ εἰ L[1] γρ. ἵν᾽ L[2] ‖ τῷ αἵματι L[1] γρ. τὸ αἷμα L[2] ‖ 7 ἂν om. LT ‖ ἅπασι M ‖ 9 τε post ῥοδίνου om. L ‖ τε post ἠπόρηται om. M ‖ 11 ἐφ᾽] ἐν T ‖ 15 ἐναργεστέρων L ‖ ποιεῖσθαι MT ποιῆσθαι L ‖ 16 ἀκολουθήσειε LM ‖ 17 ἐν τῷ προσφέρειν] cf. Orib. XIV 8, 1 ‖ τὸ ante φάρμ. om. LM ‖ ἤτοι M ‖ 18 τὸ ante σιτίον om. MO ‖ προσφερόμενον LMT Orib. προσαγόμενον O ‖ 21 οὕτως LT ‖ οὐδὲν ἂν O ‖ 22 χρήσιμον L ‖ 24 θερμήναις M ‖ σφοδρῶς LM σαφῶς O om. T ‖ ὂν L ἦν T om. MO ‖ ἡ πρώτη] cf. Orib. l. l. ‖ 25 προσβολὴ τῷ σώματι Orib. ‖ 27 ἐργάζεται L

φύσις ἐξετάζηται τοῦ προσαγομένου, χλιαρὸν ὡς οἷόν τε μάλισθ᾽ ὑπαρχέτω μηδεμίαν ἐπίσημον ἔξωθεν ἀλλοίωσιν εἰληφὸς ἤτοι θερμότητος ἢ ψύξεως σφοδρᾶς.

Ἡ μὲν δὴ πρώτη παρασκευὴ τοῦ προσαγομένου φαρμάκου τοιαύτη γιγνέσθω. προσφερέσθω δὲ μὴ πάσῃ διαθέσει
|σώματος, ὅταν ἐξετάζῃς αὐτοῦ τὴν δύναμιν, ἀλλ᾽ ἁπλουστά- 687
ταις ὡς ἔνι μάλιστα καὶ ἄκραις. εἰ μὲν οὖν ἐσχάτως θερμῇ διαθέσει προσαχθὲν αἴσθησιν ἐργάζοιτο ψύξεως, εἴη ἂν οὕτω γε ψυχρόν· ὡσαύτως δὲ καὶ εἰ τῇ ψυχρᾷ θερμὸν ἐν τῷ παραυτίκα φαίνοιτο, καὶ τοῦτ᾽ ἂν εἴη θερμόν. εἰ δ᾽ ἤτοι τῇ θερμῇ θερμὸν ἢ τῇ ψυχρᾷ ψυχρὸν φαίνοιτο, μὴ πάντως ἀποφαίνεσθαι τὸ μὲν θερμὸν εἶναι, τὸ δὲ ψυχρόν. ἐνίοτε γὰρ ἄκρως μέν ἐστιν ἡ διάθεσις θερμή, μετρίως δὲ ψυχρὸν ὂν τὸ φάρμακον οὔτ᾽ ἠλλοίωσεν αὐτὴν ἔτι τε πρὸς τούτῳ ψῦξαν καὶ πυκνῶσαν ἅπασαν τὴν ἐκτὸς ἐπιφάνειαν ἀπέκλεισεν εἴσω καὶ διαπνεῖσθαι τὸ θερμὸν ἐκώλυσε κἀκ τούτου μειζόνως ἐξεπύρωσε τὴν διάθεσιν. οὕτω δὲ κἂν εἰ τῇ ψυχρᾷ διαθέσει [τὸ] προσφερόμενον μηδεμίαν ἐπιφέροι θερμότητα, σκέπτεσθαι, μή τι μετρίως ὑπάρχον θερμὸν οὐδὲν ἔδρασεν εἰς τὴν ἄκρως θερμοῦ δεομένην διάθεσιν. οὔκουν οὐθ᾽ οὕτω χρὴ βασανίζεσθαι τῶν προσφερομένων φαρμάκων τὰς δυνάμεις οὔτ᾽ εἰ κατὰ συμβεβηκὸς ἐργάζοιτό τι καὶ μὴ καθ᾽ αὑτό.

Κρίσις δὲ τοῦ κατὰ συμβεβηκὸς ἥ τε διάθεσις | καὶ ὁ 688
χρόνος· ἡ μὲν διάθεσις, εἰ ἁπλῆ καὶ μία· τῷ χρόνῳ δ᾽ ἡ κρίσις διορίζεται κατὰ τάδε. τὸ μὲν ἅμα τῷ προσενεχθῆναι ψύχειν ἢ θερμαίνειν ἐναργῶς φαινόμενον εἴη ἂν δήπου καθ᾽ ἑαυτό τε καὶ δι᾽ ἑαυτὸ τοιοῦτον· τὸ δ᾽ ἐν τῷ χρόνῳ τάχ᾽

1 post προσαγομένου add. φαρμάκου L ‖ 2 εἰληφότος L[1] εἰληφὸς L[2] εἰληφὼς T ‖ 5 verba προσφερέσθω δὲ usque ad τὸ παύσασθαι καταχέοντας excerps. Orib. XIV 8, 3—9 ‖ 9 post ψυχρᾷ add. διαθέσει L ‖ 12 εἶναι L Orib. om. MO ψυχρὸν εἶναι, τὸ δὲ θερμόν T ‖ 13 ἀκριβῶς M ‖ 14 ὂν L ὑπάρχον A Orib. ὑπάρχει MOT ‖ 17 ἐπύρωσε M | 19 μή τοι L μ. τῷ T ‖ 20 ἄκρως L ἄκρου cett. ‖ οὐκ οὖν L ‖ 21 οὐδ᾽ pro οὐθ᾽ LM ‖ φαρμάκων om. Orib. ‖ 23 αὐτὸ] αὑτὸ L ‖ 25 ἡ pro εἰ LMT ‖ 26 post μὲν add. γὰρ L ‖ 27 ψῦχον ἢ θερμαῖνον M ‖ καθ᾽ LMT καὶ καθ᾽ O ‖ 28 τε LMT γε O

ἂν ἔκ τινος συμβεβηκότος εἰς τοῦτ᾽ ἄγοιτο, καθάπερ ʽἐπὶ τετάνου θέρεος μέσου νέῳ εὐσάρκῳ ὕδατος ψυχροῦ πολλοῦ κατάχυσις θέρμης ἐπανάκλησιν ποιέεται᾽. ἀλλ᾽ ὅτι γε μὴ καθ᾽ ἑαυτὸ θερμαίνει τὸ ψυχρὸν ὕδωρ, δῆλον ἐκ τῆς πρώτης προσβολῆς· αἴσθησιν γὰρ ἐργάζεται ψύξεως καὶ μὲν δὴ καὶ ψύχει τὸ δέρμα, μέχρις ἂν ἐπιχέηται τούτῳ, καὶ τὴν θερμασίαν οὔτ᾽ ἐπὶ πάντων σωμάτων οὔτ᾽ ἐν τῷ καταχεῖσθαι παρέχεται, ἀλλ᾽ ἐπὶ μόνων εὐσάρκων νέων ἐν θέρει μέσῳ μετὰ τὸ παύσασθαι καταχέοντας. ὥσπερ οὖν οἷς προσπίπτει τὸ ψυχρὸν ὕδωρ, ἐκ τοῦ παραχρῆμα ψύχει ταῦτα, κἂν ἔμψυχα κἂν ἄψυχα τὰ σώμαθ᾽ ὑπάρχῃ κἂν θερμὰ κἂν ψυχρά, κατὰ τὸν αὐτὸν τρόπον, εἴ τις ἦν χρόνος ἢ φύσις σώματος ἢ διάθεσις, ἐφ᾽ ἧς αἴσθησιν ἔφερε τὸ ψυχρὸν ὕδωρ εὐθὺς
689 ἅμα τῷ προσπίπτειν θερμότητος, εὐλόγως | ἂν ἐζητεῖτο, πότερα θερμαίνειν ἢ ψύχειν πέφυκε καθ᾽ ἑαυτό. νυνὶ δ᾽ ἐπειδὴ τὰ μὲν ἔμψυχά τε καὶ ἄψυχα πάντα παραχρῆμα καὶ διὰ παντὸς ὁρᾶται ψυχόμενα, οἷς δ᾽ ἐστὶν ἔμφυτος θερμασία καὶ οἷον πηγή τις ἐν τοῖς σπλάγχνοις πυρός, [εἰ] τούτοις προσενεχθὲν ἐπανάκλησίν τινά ποτε ποιεῖται θερμότητος, εὔλογον οἶμαι κατά τι συμβεβηκός, οὐ καθ᾽ ἑαυτὸ θερμαίνειν αὐτὸ τὰ τοιαῦτα. καὶ δὴ καὶ φαίνεται, κατὰ τί. πυκνώσει γὰρ τῆς ἐκτὸς ἐπιφανείας καὶ κατακλείσει τοῦ θερμοῦ τὴν ἐπάνοδον ποιεῖται τῆς ἐκ τοῦ βάθους θερμασίας, ἅμα μὲν ἀθροισθείσης τῷ μὴ διαπνεῖσθαι, ἅμα δ᾽ εἰς τὸ βάθος ἀποχωρούσης διὰ τὴν τοῦ περιέχοντος βίαν ψυχροῦ, ἅμα δὲ καὶ τρεφομένης ὑπὸ τῶν ἐνταῦθα χυμῶν. ὅταν γὰρ ἀθροισθεῖσά τε καὶ τραφεῖσα πρὸς τὴν ἐπιφάνειαν ὁρμήσῃ σφοδρότερον, ἐπανάκλησις μὲν γίγνεται τῆς θέρμης, ἔνδειξις δὲ τοῦ μὴ καθ᾽ ἑαυτὸ τὴν θερμασίαν αὐξῆσαι τὸ ψυχρὸν ὕδωρ. καθ᾽ ἑαυτὸ μὲν γὰρ ἔψυξε τὸ δέρμα· τῇ ψύξει δ᾽ αὐτοῦ

1 ἐπὶ τετάνου] Hipp. Aphor. V 21 (IV 538 L.) de us. liquid. 6 (VI 134 L.) Gal. XVII 2, 806 | 2 θέρους L ‖ πολλοῦ om. M πολλὴ L ‖ 3 ποιέεται L ποιεῖται MOT ‖ 5 ἐργάζοιτο L ‖ 6 τοῦτο L ‖ 11 τὰ LMT om. O ‖ 15 πότερα LM πότερον OT ‖ 16 ἄψυχά τε καὶ ἐμψ. MT ‖ 18 εἰ inclusi ‖ 19 προσενεχθὲν LMO προσενεχθείη T ‖ ποιοῖτο L ‖ 20 αὐτὸ M ‖ 21 verba πυκνώσει — θερμασίας excerps. Orib. l. l. ‖ 26 καὶ om. MT ‖ γὰρ] οὖν M

πύκνωσις θ᾽ ἅμα καὶ εἰς τὸ βάθος ὑπονόστησις ἠκολούθησε τοῦ
θερμοῦ, τούτων δ᾽ αὐτῶν τῇ μὲν πυκνώσει | κώλυσις τῆς δια- 690
πνοῆς, τῇ δ᾽ εἰς τὸ βάθος ὑποχωρήσει κατεργασία τῶν ταύτῃ χυμῶν· ὧν ἡ μὲν κώλυσις τῆς διαπνοῆς τὴν ἄθροισιν τῆς θερμασίας, ἡ δὲ τῶν χυμῶν κατεργασία τὴν γένεσιν αὐτῆς ἐποιήσατο. τούτων δ᾽ ἑκατέρῳ πάλιν ἡ αὔξησις ἕπεται τῆς ἐμφύτου θερμασίας. διὰ μέσων οὖν ἑκατέρων τὸ ψυχρὸν αὔξησίν ποτε τῆς ἐν τῷ ζῴῳ θερμασίας ἐργάζεται, καθ᾽ ἑαυτὸ δ᾽ οὐδέποτε.

Καὶ μὴν καὶ τὸ θερμὸν ἔστιν ὅτε κατὰ συμβεβηκὸς ψύχει διὰ μέσου τοῦ κενοῦν ὡς τὸ κατάπλασμα τὴν φλεγμονήν. ἐπειδὴ γὰρ ὑπὸ θερμοῦ ῥεύματος γίγνεται φλεγμονή, τὸ μὲν ἴδιον αὐτῆς ἴαμα κένωσίς ἐστι τοῦ περιττοῦ, τὸ δὲ τῇ κενώσει πάντως ἑπόμενον ἡ ψῦξις τοῦ διὰ τὴν φλεγμονὴν τεθερμασμένου μορίου. διττῆς οὖν οὔσης ἐν τοῖς φλεγμαίνουσι σώμασι διαθέσεως, ὅσον μὲν ἐπὶ τῇ πλεονεξίᾳ τοῦ περιττοῦ, κατὰ τὸ ποσὸν ἐξισταμένοις τοῦ κατὰ φύσιν, ὅσον δ᾽ ἐπὶ τῇ θερμασίᾳ, κατὰ τὸ ποιόν, ἡ τῆς ἑτέρας τῶν διαθέσεων ἴασις ἑπομένην ἔχει καὶ τὴν ἑτέραν. καὶ γίγνεται κατά τι συμβεβηκὸς τὰ κενωτικὰ τῆς θερμῆς ὕλης φάρμακα
καὶ τῆς φλογώσεως τῶν μορίων | ἐμψυκτικά. ταῦτα τ᾽ οὖν 691
διορίζεσθαι καὶ πειρᾶσθαι κατὰ τὸ ποσὸν τῆς ἁπλῆς διαθέσεως ἐξευρίσκειν τὸ ποσὸν τῆς τοῦ φαρμάκου δυνάμεως, οἷον εἰ ἄκρως ἡ διάθεσις θερμή, καὶ τὸ φάρμακον ἄκρως εἶναι ψυχρόν, εἰ δ᾽ ὀλίγον ἀπολείποιτο τῆς ἀκρότητος ἡ διάθεσις, ὀλίγον χρὴ καὶ τὸ φάρμακον ἀπολείπεσθαι, κἂν εἰ πλέον ἀπέχοι τῆς ἄκρας θερμότητος ἡ διάθεσις, ἀνάλογον ἀπέχειν τῆς ἄκρας ψυχρότητος τὸ φάρμακον. εἰ γὰρ ἀπὸ

1 καὶ ἡ εἰς L ‖ 3 ταύτης M ‖ 6 ἑκατέρων LM ‖ πάλιν om. M ‖ ἡ om. LT ‖ 7 ἑτέρων L[1] ἑκατέρων L[2] ‖ post τὸ add. μὲν O om. LTM ‖ 9 verba καὶ μὴν καὶ — μορίου excerps. Orib. XIV 8, 10 ‖ 10 κενοῦν MOT Orib. κενοῦντος L ‖ κατάπλασμα M Orib. κατάντλημα LOT ‖ 11 ἐπειδ᾽ ἂν pro ἐπειδὴ LT ‖ γένηται L γίγνηται T φλεγμονὴ γίγνεται M ‖ 14 post διττῆς add. μὲν MO om. LT ‖ 16 ἐξισταμένης M ‖ 19 τι LT om. cett. ‖ 20 verba ταῦτα τ᾽ οὖν usque ad τὸ φάρμακον excerps. Orib. l. l. 11 ‖ 23 ἄκρως ἡ LMT ἀ. ᾖ O ‖ 24 ἀπολείποιτο MT ἀπολείποι τι L ἀπολίποιτο O ‖ 25 χρὴ L χρῆναι cett. Orib. ‖ 26 ἀπέχοι T Orib. ἀπέχῃ L ἀπέχοιτο MO ‖ θερμότητος L Orib. θερμασίας MO ‖ 27 ἄκρας ante ψυχρότητος add. L[2]

τοῦ τοιούτου στοχασμοῦ τὴν ἀρχὴν τῆς ἐξετάσεως αὐτῶν ποιοῖο, θᾶττον ἂν ἐξευρίσκοις τὴν οἰκείαν ἑκάστου δύναμιν. ὅλως γὰρ εἰ καθ᾽ ἓν ὁτιοῦν πάθος ἁπλοῦν θερμὸν ὅ τι δήποτε τῶν φαρμάκων προσαχθὲν εὐθὺς ἅμα τῇ πρώτῃ προσφορᾷ ψύξεως αἴσθησιν ἤνεγκε, ψυχρόν ἐστιν ἐκεῖνο τῇ δυνάμει καὶ πολὺ μᾶλλον, εἰ καὶ μετὰ τὴν πρώτην προσφορὰν ἕως παντὸς μένει τοιοῦτον. εἰ δὲ καὶ σαφῶς ἰῷτο τὴν θερμὴν διάθεσιν, ἐξ ἀνάγκης ψυχρόν ἐστι. προσφέρεσθαι δὲ χρὴ πάντως αὐτὸ χλιαρόν, ἐπειδὰν δοκιμάζηται, καθότι καὶ πρόσθεν εἴρηται. γνωρισθὲν δ᾽ ὅτι τοιοῦτόν ἐστιν, εἶτα
692 θεραπείας ἕνεκα παραλαμβανόμενον | ἄμεινον ψυχρὸν παραλαμβάνειν, πλὴν εἰ τὸ μὲν φάρμακον ἄκρως εἴη ψυχρόν, οὐκ ἄκρως δὲ θερμὸν εἴη τὸ νόσημα. ταυτὶ μὲν οὖν ἐπὶ πλέον ἔν τε τοῖς περὶ φαρμάκων εἰρήσεται κἀν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. ἐν δὲ τῷ παρόντι τό γε τοσοῦτον χρὴ γιγνώσκειν, ὡς, εἴ τι τῇ θερμῇ καὶ ἁπλῇ διαθέσει προσαχθὲν φάρμακον ἔκ τε τοῦ παραχρῆμα κἀν τῷ μετὰ ταῦτα χρόνῳ παντὶ τήν τε τῆς ψύξεως αἴσθησιν ἤνεγκε τῷ κάμνοντι καὶ τὴν τῆς εὐφορίας τε καὶ ὠφελείας, ἐξ ἀνάγκης τοῦτο ψυχρόν ἐστι, κἂν ἐπ᾽ ἄλλων ποτὲ φαίνηται θερμόν. εὑρεθήσεται γὰρ ἐπ᾽ ἐκείνων ἐξεταζόμενον ἀκριβῶς οὐ καθ᾽ ἑαυτὸ θερμὸν ὂν ἀλλὰ κατά τι συμβεβηκός. ὅταν δὲ καθ᾽ ἑαυτὸ λέγωμεν ἢ πρώτως ἢ διὰ μηδενὸς [τῶν] ἐν τῷ μέσῳ, ταὐτὸν ἐξ ἁπάντων δηλοῦται τῶν ῥημάτων καὶ τὴν γυμνασίαν ἁπάντων τούτων ἅμα τοῖς οἰκείοις παραδείγμασιν ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασι ποιησόμεθα.

Cap. VI. Νυνὶ δὲ πάλιν ἀναμνήσας ὧν ἤδη καὶ πρόσθεν εἶπον ἐπιθεῖναι πειράσομαι τῷ παρόντι λόγῳ τὴν προσήκουσαν τελευτήν. ἐπειδὴ γὰρ τὸ θερμὸν σῶμα πολ-

2 ποιεῖς O ποιοῦν T ‖ 4 τῶν om. T ‖ προσαχθέντων L ‖ 7 σαφῶς LMT παντελῶς O ‖ 9 χρὴ] δεῖ L ‖ 10 γνωσθὲν O ‖ 11 παραβαλλόμενον L[1] παραλαμβανόμενον L[2] ‖ παραλαμβάνειν LT παραλαμβάνει M λαμβάνειν O ‖ 12 χωρὶς πλὴν M ‖ 13 εἴη] ᾖ L ‖ ταυτὶ LMT ταῦτα O ‖ 16 προγινώσκειν L[2] ‖ τῇ om. L ‖ 17 τε LT om. MO ‖ 21 θερμὸν ὂν LT θερμαῖνον MO ‖ 23 μηδὲν T ‖ τῶν om. ML[1]T add. L[2] ‖ 24 τῷ LMT om. O ‖ post δηλοῦται add. δυνάμει O om. L[1]MT ante δηλοῦται add. L[2] ‖ 25 ἅμα ante τούτων colloc. O ‖ 27 ὑπομνήσω T ‖ ἔμπροσθεν L ‖ 28 πειρασόμεθα L

λαχῶς ἐλέ|γετο, καὶ γὰρ καὶ τὸ τὴν ἄκραν ἔχον ποιότητα, 693
τὸ στοιχεῖον αὐτό, καὶ τὸ κατ᾽ ἐπικράτησιν αὐτῆς ὠνομασμένον ἔτι τε τὸ πρὸς ἕτερον λεγόμενον ἤτοι πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ πρὸς ὁτιοῦν τὸ τυχόν, οὕτω χρὴ καὶ τὸ δυνάμει μὲν θερμὸν ἐνεργείᾳ δ᾽ οὐδέπω καὶ νοεῖσθαι καὶ δοκιμάζεσθαι πολλαχῶς. ὅθεν οὐκ ὀρθῶς, εἴ τι μὴ ταχέως ἐκπυροῦται, τοῦτ᾽ ἔνιοι νομίζουσιν οὐδὲ πρὸς ἡμᾶς εἶναι δυνάμει θερμόν. εἴτε γὰρ εὔπεπτόν ἐστι καὶ τρέφει ταχέως, εἴη ἂν ὡς πρὸς ἡμᾶς θερμόν, εἴτε θερμαίνει προσφερόμενον ὡς φάρμακον, εἴη ἂν καὶ τοῦτο δυνάμει θερμὸν ὡς πρὸς ἄνθρωπον. οὕτω δὲ καὶ καθ᾽ ἕκαστον εἶδος ζῴου τὸ δυνάμει θερμὸν εἴθ᾽ ὡς φάρμακον εἴθ᾽ ὡς τροφὴ πρὸς ἐκεῖνο λέγεται μόνον τὸ ζῷον. ἐν γὰρ τῷ πρός τι τὸ δυνάμει πᾶν, ὥστε καὶ ἡ βάσανος ἡ οἰκεία βελτίων τῆς ἔξωθεν. οἰκεία δὲ μία καθ᾽ ἕκαστον, εἰ φαίνοιτο ταχέως γιγνόμενον τοιοῦτον, ὁποῖον ἔφαμεν ὑπάρχειν αὐτὸ δυνάμει. πῦρ μὲν γάρ ἐστι δυνάμει πᾶν ὅ τι ἂν ἐκπυρῶται ταχέως, | δυνάμει δ᾽ ὡς πρὸς ἄνθρωπον θερμόν — ὅπερ ἦν 694
ἓν εἶδος τῶν κατ᾽ ἐπικράτησιν θερμῶν — ὅταν ἀνθρώπῳ προσφερόμενον ἢ τὴν ποιότητα τῆς ἐμφύτου θερμασίας ἢ τὴν οὐσίαν αὐξάνῃ. τὰ δ᾽ αὐτὰ κἀπὶ τῶν ἄλλων εἰρῆσθαι χρὴ νομίζειν ὅσα δυνάμει λέγεται ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά. καὶ γὰρ καὶ ταῦτα τὰ μὲν ὡς πρὸς αὐτὰ τὰ στοιχεῖα, τὰ δ᾽ ὡς κατ᾽ ἐπικράτησιν ὠνομασμένα καὶ νοεῖσθαι χρὴ καὶ δοκιμάζεσθαι. δῆλον δ᾽ ὡς καὶ τὴν κρίνουσαν ἁφὴν ἁπάσης ἐπικτήτου θερμασίας τε καὶ ψύξεως ἀπηλλάχθαι χρή, καθότι κἀπὶ τῶν φαρμάκων αὐτῶν εἴρηται πρόσθεν.

2 τὸ ante στοιχεῖον om. LT ‖ ὠνομασμένον LMT ὀνομαζόμενον O ‖ 3 ἤτοι] ἢ τὸ L ἤτοι τὸ T ‖ 4 ἐπιτυχὸν T ‖ 14 βελτίων ἐστὶ L ‖ 17 ἐκπυροῦται ταχέως LMT ταχ. ἐκπ. O; ἐκπυρῶται correxi ‖ 18 ὡς ἄνθρωπος L[1]MT πρὸς ἄνθρωπον L[2] ‖ θερμὸς MT ‖ ἓν ἦν L ἓν om. T ‖ 21 αὔξει L αὔξῃ post ποιότητα colloc. T ‖ 22 δυνάμει λέγεται post ὑγρὰ colloc. T ‖ 23 post ὑγρὰ add. καὶ θερμά MO om. LT ‖ 24 ὡς πρὸς κατ᾽ ἐπι. LM ‖ 25 post δοκιμάζεσθαι add. καὶ διδάσκεσθαι O om. LMT ‖ 25 ἁπάσης add. L[2] ‖ 26 χρὴ post ἐπικτήτου colloc. LMT ‖ 27 Τέλος γαληνοῦ περὶ κράσεων τρίτον T

INDEX NOMINUM PROPRIORUM.

Ἀθήναιος ὁ Ἀτταλεύς 9, 1, 26.
Αἰγύπτιοι 68, 18.
Αἰθίοπες 67, 27. 69, 2. 74, 24.
Ἀναξαγόρας 50, 29.
Ἄραβες 68, 19. 74, 24.
Ἀριστοτέλης 9, 27. 10, 1. 17, 4, 10, 11. 36, 5 (*ἐν τοῖς περὶ ζῴων μορίων*) 46, 10. 72, 24. 75, 3. 79, 24. 98, 23. 102, 16.
Ἀρίστων 23, 6.
Ἀρχιμήδης 93, 16.
Ἀσία 93, 6.
Γερμανοί 68, 23. 69, 2. 74, 18.
Γλαύκων 23, 6.
Δαλμάται 68, 23.
Δίων 23, 5. 25, 16, 20, 23, 25.
Ἕλληνες 27, 18.
Ἐρασίστρατος 57, 11.
Εὔδημος ὁ φιλόσοφος 76, 23. 77, 17.
Θεόφραστος 9, 28. 17, 11. 22, 18.
Θέων 23, 5.
Θράκιος 74, 19.
Ἰλλύριοι 68, 22.
Ἰνδοί 68, 19.
Ἱπποκράτης 1, 6. 12, 6, 12 (*ἐν Ἀφορισμοῖς*). 13, 26. 14, 28. 15, 11. 28, 20, 22. 59, 26 (*ἐν τῷ περὶ φύσεως ἀνθρώπου*). 60, 21. 82, 13. 95, 2. 102, 29.
Κελτοί 74, 18.
Κρανών 14, 12.
Κυρηναϊκὸς ὀπός 98, 13.
Μέμνων 23, 6.
Μήδεια 93, 21.
Μηδικὸς ὀπός 98, 13.
Μυσία 93, 6.
Ὅμηρος 3, 22.
Παρθικὸς ὀπός 98, 13.
Πλάτων 22, 17.
Πολύκλειτος 36, 16 (*Πολυκλείτου κανών*).
Πυρρώνειος ἀπορία 51, 9.
Ῥώμη 76, 9.
Σαυρομάται 68, 23.
Σκυθικός 68, 24. 74, 19.
Στωϊκός 9, 28.

INDEX VOCABULORUM MEMORABILIUM.

A

ἀβλαβής 96, 14.
ἀβροδίαιτον (subst.) 60, 14.
ἀγαλματοποιοί 36, 13.
ἀγγεῖον 38, 6, 14. 43, 22. 44, 5. 61, 2. 83, 12.
ἀγρυπνίαι 78, 9.
ἀγύμναστοι 23, 9.
ἄδηλοι φλέβες 73, 22.
ἀδιάρθρωτος 73, 24.
ἀδιορίστως 83, 15.
ἄδιψος 105, 13.
ἀδυνατεῖν 67, 29.
ἀειπαθείας δόγμα 104, 27.
ἀερώδης 88, 12.
ἀηδής 44, 22.
ἀήρ 1, 14. 19, 16. 54, 9, 24. 55, 2, 5, 12 saepius. *ὁ περιέχων ἡμᾶς ἀήρ* 13, 24. 17, 19.
ἀθροίζειν (*εἰς ἓν κεφάλαιον*) 10, 7. 45, 13. 68, 7. 76, 12. 77, 18. 78, 10. 83, 19. 112, 24, 26.
ἄθροισις 113, 4 (*τῆς θερμασίας*).
ἀθρόον καὶ πολὺ ἔλαιον 95, 13; *ἀναπνεύσαντος ἀθροωτέρου τε καὶ πλείονος τοῦ θερμοῦ* 79, 15.
αἴγειος 44, 17.
αἰθαλώδης 66, 24. 67, 2 (*ἀναθυμίασις*). 69, 13 (*περιττώματα*). 70, 2.
αἱματοῦσθαι 96, 5. 108, 20.
αἱμορραγεῖν 47, 18 (*συνεχῶς*).
αἴσθησις 33, 1 (*εἰς αἴσθ. ἥκειν*) 34, 13. 43, 5. 46, 25. 48, 11. 49, 2. 50, 21. 51, 4, 15. 53, 14. 101, 10, 12. 104, 15. 110, 25. 111, 8, saepius.
αἰσθητός 34, 23. 50, 20, 25. 51, 19. 56, 15. 101, 5. 102, 2, saepius.
ἀκαίρως 97, 29.
ἀκατέργαστος 2, 16.
ἀκίνητος 33, 28.
ἀκολούθως 79, 23.
ἄκορον 88, 5.
ἀκοσμία 14, 22 (*τῶν ὡρῶν*).
ἄκρατος 18, 1. 29, 4. 77, 16. 99, 29. 100, 7.
ἀκρίβεια 37, 6 (*τῆς ἀφῆς*). 104, 26.
ἀκριβοῦσθαι 37, 12.
ἄκρος 8, 1 (*-α ποιότης*). 21, 17. 86, 2. 100, 16. 115, 1. 113, 26 (*-α θερμότης*). 113, 27 (*ψυχρότης*). 56, 21. 82, 23 (*ξηρότης*). 55, 1 (*ψῦξις*). 111, 7 (*διάθεσις*). 61, 25 (*συμμετρία*). *τὸ ἄκρον* 90, 13 (*τῆς δᾳδός*). 33, 22 (*εἰς ἄ. θερμότητος ἄγεσθαι*). 54, 23 (*εἰς ἄ. θερμότητος ἀφικνεῖσθαι*). 48, 12 (*εἰς ἄ. ἥκειν ἀρετῆς*). *τὰ ἄκρα* 20, 19. 26, 8, 9, 10. 29, 16. 32, 25. 33, 6, 8. 34, 26. 55, 4.
ἀκρότης 45, 5. 113, 24.
ἄκρως 12, 11. 13, 1. 24, 14. 29, 13, 14. 31, 21. 33, 2. 63, 15. 65, 29. 78, 4. 83, 10. 111, 13, 20. 113, 23. 114, 12, 13.
ἀκώλυτος 66, 21.
ἄλη 51, 18 (*μακρά*).
ἀληθεύειν 53, 20. *ἀληθεύεσθαι* 10, 20.

ἀλίβας 9, 15.
ἀλλοιοῦν 4, 8, 15. 5, 4. 49, 24. 85, 2. 96, 4. 97, 1. 99, 17, 18, 21. 100, 14, 22, 23. 103, 10, 11. 105, 9. 109, 1, 3, 7. 111, 14.
ἀλλοίωσις 4, 6. 53, 23. 100, 24 (-ιν ἴσχειν τε καὶ παρέχειν). 99, 16. 101, 29. 102, 8. 104, 11. 105, 11. 108, 16. 111, 2.
ἀλλοιωτικὴ δύναμις 91, 4.
ἅλμη 15, 23.
ἄλουτος 52, 24 (opp. λελουμένος).
ἅλς 15, 23.
ἀλύπως 98, 14.
ἄμεμπτος 43, 4.
ἄμεσος 101, 18, 20.
ἀμετάβλητος 49, 24.
ἀμετρία 10, 10, 20. 20, 26.
ἄμετρος 8, 26. 13, 11. 75, 26. 76, 2. 95, 18. 98, 5 (φλόξ), 7 (πόσις).
ἀμέτρως 8, 11, 25. 10, 10. 14, 10. 64, 19 (ἔχειν).
ἀμήχανος 50, 19 (σοφία).
ἄμικτος 18, 1 (ἄκρατός τε καὶ ἄ.). 29, 5. 19, 21, 27 (ἄ. τε καὶ εἰλικρινής). 21, 16, 23. 22, 21. 97, 29.
ἄμουσος 5, 7 (opp. μουσικός).
ἀμυδρός 46, 25 (-ὰ αἴσθησις). 109, 21 (-ὰ ἐνέργεια).
ἄμυος 76, 18.
ἀμφισβήτησις 48, 23. 109, 22.
ἀναβάλλεσθαι 85, 12 (διελθεῖν).
ἀναβιβρώσκειν 97, 12 (ἕρπης ὁ ἀναβιβρωσκόμενος).
ἀναγαλλίς 26, 27, 29.
ἀνάγειν 15, 10 (εἰς ἓν κεφάλαιον). 16, 23.
ἀναδεύειν 33, 15.
ἀνάδοσις 46, 24.
ἀναθυμίασις 66, 24. 67, 3, 16, 28, 31. 68, 5, 9. 87, 20.
ἄναιμος 37, 18, 20. 38, 13, 14, 28. 58, 2, 7 (opp. ἔναιμος). 76, 19.
ἀναίσθητος 17, 3.
ἀναλαμβάνειν 63, 23 (τὸν λόγον).
ἀναλογία 47, 23. 72, 7 (φυσική).
ἀνάλογον 62, 15. 69, 4, 7. 83, 16. 113, 26.
ἀναμφισβήτητος 110, 7.
ἀναπνεῖν 68, 8. 73, 3. 79, 15.
ἄναρθρος 84, 11.
ἀνασκοπέω(?) 51, 1 v. l.
ἀνατέμνειν 77, 13 (ἀνθρώπους). 44, 12 (ἱερεῖον).
ἀνατομή 58, 15. 77, 2.
ἀνατομικός 59, 14 (ἔνιοι τῶν —ῶν). 76, 24.
ἀναφορὰν ποιεῖσθαι 24, 3.
ἀναφυεῖσαι βοτάναι 82, 20.
ἀνδράχνη 106, 23.
ἀνδριαντοποιός 36, 12.
ἀνέγκλητος 25, 5.
ἀνεκτῶς 3, 15 (οὐκ ἀ.).
ἀνευρύνειν 60, 24.
ἄνηθον 108, 1.
ἀνθρακοῦσθαι 88, 10.
ἄνθραξ 88, 11, 13. (morbus) 14, 8, 12. 15, 14. 97, 12.
ἀνθρώπειος 101, 22.
ἀνθρώπινος 42, 12.
ἀνία 96, 23 (τε καὶ δῆξις).
ἄνικμος 44, 19. 65, 1, 3.
ἄνοσον (τὸ θέρος) 14, 6.
ἀντεισάγειν 7, 17.
ἀντιδιαιρεῖν 87, 22.
ἀντιδρᾶν 105, 22.
ἀντιθερμαίνειν 89, 22. 90, 23. 92, 22. 98, 18.
ἀντίθεσις 4, 10. 6, 20. 8, 12. 10, 26. 29, 19, 21. 30, 3. 31, 1, 8, 10, 13, 20, 21. 33, 12, 16. 38, 9. 40, 8, 9. 64, 3, 6, 16, 22.
ἀντίκειται 6, 21. 8, 6 (-μένην).
ἀντίληψις 37, 5, 6.
ἀντιλογία 28, 25. 53, 11.
ἀντιστρέφειν 51, 24.
ἄνω 23, 19. (ἀνωτέρω τοῦ ζῴου) 26, 19 ἀνωτάτω.
ἄνωθεν 23, 21. 27, 1. 36, 24.

ἀνωμαλία 12, 16 (κράσεως).
ἀνώμαλος 13, 4. 72, 7 (δυσκρασία). 74, 16 (κρᾶσις). 81, 13. 84, 26. 85, 15.
ἀνωμάλως (διακεῖσθαι) 71, 9. 72, 21. 81, 24 (κέκραται).
ἀξία 24, 21 (κατ' ἀξίαν).
ἀξίωμα 2, 23 (τὸ πρῶτον).
ἀπαθής 49, 23 (ἀ. καὶ ἀμετάβλητος).
ἁπαλὸν (τὸ δέρμα) 73, 19.
ἅπαξ v. εἰσάπαξ.
ἀπεικός 90, 1.
ἀπεπτεῖν 76, 3.
ἄπεπτος 2, 16. 47, 28 (σιτία).
ἀπέραντος 51, 10 (λῆρος).
ἀποδεῖ (τοσοῦτον) 85, 7.
ἀποδεῖν 7, 21. 13, 20. 95, 15; βραχὺ 38, 21.
ἀπόδειξις 49, 12, 18, 19. 50, 3, 26. 51, 3, 14. 52, 1, 3. 85, 9, saepius; ἐν τοῖς ὑπὲρ ἀποδείξεως 53, 6.
ἀποκλείειν 111, 15 (εἴσω). 68, 3.
ἀποκλήρωσις 10, 25.
ἀποκριτικὴ δύναμις 91, 5.
ἀπομάχεσθαι 8, 28 (πρὸς).
ἀπόνως 61, 27 (βιοῦν).
ἀποξηραίνειν 46, 13. 65, 18 (τελέως). 82, 24 (ἱκανῶς).
ἀποπλανᾶσθαι 51, 13.
ἀποπληξίαι 46, 20. 95, 16.
ἀπορεῖσθαι 76, 25 (δεινῶς). 80, 6.
ἀπόρημα 98, 1 (οὐδὲν).
ἀπορία Πυρρώνειος 51, 9. 102, 12, 15.
ἀποσώζειν 71, 15.
ἀποτρίβεσθαι 97, 9.
ἀποφράττειν 67, 7 (τὸν πόρον).
ἀποχωρεῖν (τινὸς) 45, 3. 63, 11. 84, 15. 87, 13.
ἀποχώρησις 9, 17 (τοῦ θερμοῦ).
ἀποχωρίζειν 78, 21 (τινὸς).
ἀποψιλοῦν 15, 17.
ἀποψύχειν 46, 19. 48, 4. 99, 4. 103, 7.
ἁπτικὸν ὄργανον 34, 24.
ἁπτός 51, 9.
ἅπτειν 90, 13. 93, 25.
ἀραιός 90, 8.
ἀργεῖν 52, 23.
ἀργία 60, 13.
ἀργός 62, 11 (ἀργοτέρου βίου).
ἄρκτοι 74, 10 (ὑπὸ ταῖς ἄρκτοις).
ἀρρωστεῖν 2, 17 (τὸ θερμόν).
ἄρρωστος 70, 14 (θρίξ), 16. 73, 24. 75, 27. 102, 27 (γαστήρ).
ἀρρώστως 70, 19.
ἀρτᾶν 108, 24 (ἐκ μιᾶς ἀρχῆς).
ἄρτι 43, 17. 44, 13, 23. 86, 12. 87, 1 (ἀ. γεγενημένος).
ἀρχαία φύσις 93, 4. 102, 18.
ἀρχικός 48, 14.
ἄσαρκος 71, 28. 80, 20. 81, 4.
ἄσηπτος 16, 1.
ἀσιτεῖν 61, 6. 78, 6.
ἀσιτίαι 61, 4 (μακραί). 78, 9.
ἄσιτος 52, 24 (opp. ἐδηδοκώς).
ἄσκεπτος 55, 17.
ἀσπίς 97, 21 (vipera).
ἀστακός 82, 1.
ἄσφαλτος 88, 1. 100, 20. 93, 24 (ὑγρά).
ἀταλαίπωρον (τὸ τῆς διαίτης) 61, 17.
ἀτελής (opp. τέλειος) 48, 12. 86, 18.
ἀτμός 66, 20, 21. 68, 2. 87, 21. 93, 8.
ἀτμώδης 42, 13 (θερμασία). 53, 29. 55, 14. 56, 1.
ἄτολμος 73, 22. 84, 12.
ἄτομος 25, 16 (οὐσία). 27, 3; τὰ ἄτομα 23, 1. 27, 5.
ἄτρεπτος 100, 25.
ἄτριχος 64, 20. 70, 11. 73, 18. 76, 18.
αὐαίνεσθαι 3, 13. 46, 10. 65, 18.
αὔξειν 89, 1, 25. 94, 10, 27. 105, 22. 108, 20; αὐξάνειν saepius.
αὐτόματα ἕλκη 97, 5.

αὐχμηρός 3, 14. 33, 14. 78, 12.
αὐχμώδης 65, 13 (γῆ).
ἀφθονία 69, 27.
ἄφλεβος 76, 18. 84, 11.
ἀφορισμός 12, 12. 28, 19.
ἀφροδισιαστικός 72, 13, 17.
ἀφρὸς (τοῦ λυττῶντος κυνός) 97, 21.
ἀφωρισμένως 21, 3. 22, 17. 25, 14 (παραβάλλειν).
ἀχλυώδης 55, 13.
ἄχρι πλείστου 82, 23; παντὸς 5, 29.
ἄχυμος 44, 19, 22.
ἀχύμωτος 48, 1.
ἀχώριστος 3, 5. 56, 16. 60, 8.
ἄψυχος 26, 20 (opp. ἔμψυχος). 29, 10. 41, 3. 112, 11, 16.

B

βαδίζειν 53, 9 (part. fut. βαδίσων). 48, 9.
βαλανεῖον 54, 9.
βαρύνειν 48, 18.
βάσανος 115, 14.
βασανίζειν 89, 2. 111, 21.
βῆχες 78, 28.
βιάζεσθαι 68, 7.
βιαίως 67, 8 (πληττόμενον). 103, 4 (ἄγεται).
βλαισός 71, 24. 73, 24.
βόειος 76, 1 (-α κρέα). 92, 4 (τὰ βόεια sc. κρέα).
βορρᾶς 3, 20. 15, 25.
βράγχος 46, 21.
βραχυλογίας ἕνεκα 62, 4.
βραχύς: φάρμακα βραχέα διδόμενα 99, 6; βραχὺ ἀποδεῖ 38, 20; κατὰ βραχύ 82, 21; ἐπὶ βρ. 103, 21.
βρέγμα 70, 21.
βρύον 44, 5.

Γ

γειτνίασις 38, 15, 26.
γεννᾶν 14, 10. 77, 20, 24, 27. 78, 7, 11. 82, 19. 84, 7. 95, 16.
γεννητός 32, 13. 103, 1.
γεώδης 66, 24. 82, 5. 88, 13.
γηρᾶν 70, 22. 73, 21 (γηρῶντες). 46, 12 (γηρῶντα).
γῆρας quid sit 46, 10, 26; ξηρότατον 46, 15.
γλαυκοὶ ὀφθαλμοὶ 81, 2.
γλήχων 108, 2.
γνώμων 34, 23. 35, 21. 56, 13.
γνώριμος 50, 13.
γνωστός 49, 5.
γράμμα 1, 6. 27, 3 (δι' ἑτέρου γράμματος). 1, 9 (ἐν τῷδε τῷ γράμματι). 27, 14. 84, 20 (τὸ δεύτερον γρ.).
γραμματική 5, 2, 3.
γραμματικός 4, 23, 24, 25. 5, 1, 5, 6.
γρυπός 79, 9. 80, 7, 9. 81, 10.
γρυπότης 80, 23.
γυμνασία 32, 9. 114, 25.

Δ

δᾲς ἡ λεπτὴ 90, 26. 94, 15. 90, 13.
δασύτης 82, 22.
δεξαμενή 54, 22.
δεῦρο: μέχρι τοῦ δ. 80, 5.
δηλητήριος 92, 17, 20. 101, 2, 3, 13, 25. 102, 1.
δηλωτικός 10, 11.
δῆξις 96, 23 (ἀνίαν τε καὶ δῆξιν ἐπιφέρειν).
δήπουθεν 96, 14. 105, 4.
διαβιβρώσκειν 96, 1. 98, 10. 102, 3.
διάγνωσις 32, 26. 50, 15, 18. 51, 19. 56, 19.
διαγνωστικός 32, 8. 54, 5.
διάθεσις 63, 20. 65, 28 (γῆς). 72, 6 (μορίων). 74, 6, 14. 78, 26 (σώματος). 111, 5. 112, 13. 113, 15, 18, 23. 79, 3. 111, 24.
δίαιτα 7, 12 (ὑγιεινὴ). 52, 21, 27. 60, 16 (λεπτὴ).
διαίτημα 16, 21.
διακρίνειν 96, 17. 97, 1.
διάκρισις 96, 9.

διαμαρτάνειν 79, 18 (τῆς ἀληθείας). 84, 14.
διαμάχεσθαι 104, 10.
διαμφισβητεῖν 107, 6.
διάπλασις 36, 22. 79, 15, 28;
διαπλαστικός 79, 21. 80, 9.
διαρθροῦν 73, 12.
διασκέπτεσθαι 16, 9.
διασήπειν 70, 18.
διάστασις 55, 5.
διαστέλλεσθαι 29, 1 (τὰς ὁμωνυμίας). 32, 15 (περὶ τῶν ὀνομάτων).
διάστημα 33, 4.
διασώζειν 61, 11. 89, 24.
διατιθέναι 99, 17. 100, 26. 102, 9. 103, 12. 105, 19.
διαφέρειν 17, 18 (ὥσπερ ταὐτὸν ὂν ἀλλ' οὐ μακρῷ διαφέρον). 55, 24 (οὐδὲν διαφέρον); διαφέρεσθαι 95, 26. 108, 26.
διαφθορά 97, 7.
διαφυσᾶν 60, 24.
διαφωνία 47, 5. 76, 26 (συμπτωμάτων).
διαχωρεῖν 77, 20.
διαχώρησις 47, 29.
διδασκαλία 23, 22. 49, 20.
διεξιέναι 39, 10.
διέξοδος 66, 26. 67, 10. 68, 6. 69, 24. 83, 9.
διετής 52, 7.
διηθεῖν 61, 12.
δικαιοσύνη quid sit 24, 20.
δίκην 44, 22 (ἱμάντων). 65, 8 (ὀστράκου). 72, 1 (πτερύγων). 82, 26 (φυτῶν). 108, 23 (φαρμάκου).
διορισμός 110, 13, 20.
διττῶς 106, 15, 19.
διχῶς 2, 22 (ἀντιλέγειν). 10, 12. 18, 1.
δόγμα 52, 1 (μοχθηρόν). 104, 27.
δοκιμάζειν 52, 20. 115, 6, 25.
δοξάζειν 104, 23.
δρᾶν εἰς 104, 14. 107, 16, 23. 111, 20; περὶ 104, 9. 96, 20, 27; παραπλήσια δρᾷ τὸν ἄνθρωπον 107, 4; δρᾶν καὶ πάσχειν 6, 19. 107, 17, 19, 24. 104, 5, 12.
δραστικός 5, 21.
δυσαυξής (θρίξ) 68, 20 (opp. εὐαυξής).
δύσθυμος 84, 13.
δυσκατέργαστος 76, 1.
δυσκρασία 8, 7, 18, 22. 30, 6, 27. 31, 13, 18. 37, 24. 63, 14 (ὑγιεινὴ) 63, 17, 19. 64, 8. 72, 7. 78, 23. 84, 27. 85, 16.
δύσκρατος 7, 25. 8, 11. 13, 16. 31, 20, 25, 27. 32, 13 passim.
δυσωπεῖν 9, 29.

E

ἔαρ 9, 10. 10, 7, 15, 21. 11, 8, 12, 25. 12, 19, 24. 13, 10. 16, 5, 18, saepius.
ἐγκαίεσθαι τὴν γαστέρα 105, 12.
ἔθος quid sit 62, 1.
εἶδος 20, 19, 20, 21. 21, 5, 13 (opp. γένος). 26, 28. 27, 2, 5. 35, 27. 115, 19; κατ' ε. 1, 9. 18, 10. 19, 6, 8. 20, 13, 24. 22, 12, 18. 115, 11.
εἰκός 68, 12; 3, 13 (ὡς ε.). 1, 5 (εἴρηται τὰ εἰκότα). 4, 21 (λέγειν τὰ ε.)
εἰλικρινής 19, 21, 27 (ἄμικτος τε καὶ ε.). 47, 13. 66, 20. 110, 27.
εἴπερ ἄρα 13, 16.
εἰσάπαξ 105, 8.
ἑκατέρωθεν 10, 18. 48, 23.
ἑκατέρως 106, 8.
ἐκβόσκεσθαι (med.) 6, 5.
ἔκγονος 15, 20. 36, 26. 62, 13. 67, 19. 97, 14.
ἐκπτώσεις νεύρων 15, 18.
ἐκπυροῦν 88, 12, 15, 20. 108, 15. 115, 7, 17. 111, 17.
ἐκτρέπεσθαι 51, 18 (εἰς ἄλην). 72, 16. 101, 27.

ἐκτροπή 93, 4.
ἐκφέρειν (καλλίστας σταφυλὰς) 24, 12.
ἐκφλογοῦν 54, 24. 88, 3, 8, 9. 109, 26.
ἐλαιώδης 57, 3.
ἑλίττειν 67, 30.
ἑλκοῦν 96, 1, 12, 13. 97, 4, 10. 99, 10.
ἑλκτικὴ δύναμις 91, 3.
ἑλλέβορος 109, 10, 12.
ἐλλείπειν 26, 11. 33, 19.
ἐλλόγιμος 45, 9.
ἔμβρυον 45, 3.
ἐμπίπτειν 27, 11 (ὀνόματα).
ἐμπίς 41, 11.
ἐμπλήκτως 17, 16.
ἐμπληξία 50, 20.
ἐμφερής 44, 14. 72, 15.
ἔμφυτος 47, 1. 94, 13. 108, 20 (θερμασία) 113, 6. 106, 3. 112, 17. 105, 22. 115, 20. 74, 28 (θερμότης). (θερμόν) 28, 21, 22. 56, 7. 74, 21. 108, 18.
ἐμψυκτικός 113, 20.
ἔμψυχος 7, 15. 112, 10, 16.
ἔναιμος 38, 14, 19. 41, 16 (-α ζῷα). 42, 16. 58, 2, 7.
ἐναντίος: πᾶν τοὐναντίον 13, 22. 16, 4; τοὐναντίον ἅπαν 48, 3.
ἐναντιοῦσθαι 45, 17 (τῷ εἶναι).
ἐναντίωσις 101, 14 (τῆς φύσεως).
ἐναπεργάζεσθαι 102, 7.
ἔνδειαι 78, 9.
ἐνδεικτικός 81, 4.
ἔνδειξις 80, 28. 112, 28.
ἐνέργεια quid sit 86, 17. 48, 10. 49, 3, 13 (πρακτικὴ καὶ φυσική). 43, 3 (ψυχική). 24, 8. 25, 12. 36, 3. 40, 21. 46, 6. 57, 13. 74, 3; ἐνεργείᾳ (opp. δυνάμει) 32, 16, 20; κατ᾽ ἐνέργειαν 50, 9, 10, 14. 51, 21 (opp. κατὰ δύναμιν).
ἐνίστασθαι 43, 16 (σκέψιν); λόγος νῦν ἐνεστώς 49, 11; ἐνεστηκώς 49, 26; τὰ νῦν ἐνεστῶτα 49, 16.
ἐνόν 80, 1.
ἑνοῦσθαι 66, 15 (ἀλλήλοις), 17.
ἐνριζοῦν 82, 26. 67, 28 v. l.
ἐξαιμάτωσις 46, 24.
ἐξαίρετος 94, 14 (ἴδιος ἐξ.).
ἐξαλείφειν 93, 13.
ἐξαπλοῦν 27, 12.
ἐξάπτειν 6, 7. 90, 25. 93, 11, 20 (φλόγα).
ἐξατμίζειν 9, 17.
ἐξερεύγεσθαι 76, 27 (τὴν χολὴν εἰς τὴν γαστέρα).
ἐξέχειν 59, 16. 67, 13 (τοῦ δέρματος).
ἐξικμάζεσθαι 2, 24. 5, 29.
ἐξικνεῖσθαι 97, 25 (πρὸς τὸ βάθος).
ἐξίστασθαι 85, 1 (τῆς οἰκείας φύσεως). 103, 16. 113, 16. 41, 19 τῆς μεσότητος.
ἐξομοιοῦν 91, 11, 14, 19. 93, 1. 94, 22. 95, 1. 96, 10. 105, 25. 109, 12.
ἐξομοίωσις 92, 5.
ἐπάγειν 94, 21 (κίνδυνον). 99, 5. 30, 23 (λόγον); ψῦχος 94, 23.
ἐπαλείφειν 93, 23.
ἐπανάγειν 108, 13.
ἐπανάκλησις 112, 3, 19, 28.
ἐπάνοδον ποιεῖσθαι 112, 23.
ἐπαντλεῖν 84, 20.
ἐπείγει (ἡ σκέψις) 43, 14.
ἐπεξέρχεσθαι 48, 25 v. l.
ἐπέρχεσθαι 25, 6 v. l.; ἐπῆλθέ τισιν ἰατροῖς 16, 17 (in mentem venit).
ἐπικλύζειν 45, 27.
ἐπικράτησις 86, 3. 100, 15 (κατ᾽ ἐπικράτησιν). 115, 2, 19, 24.
ἐπίκτητος 17, 9 (-ον θερμόν). 75, 1, 6, 10, 11 passim.; 60, 11 (κρᾶσις). 98, 27 (θερμασία). 103, 8. 115, 26. 110, 19 (θερμότης). 102, 18. 110, 25 (διάθεσις).

ἐπιληψίαι 95, 18.
ἐπίμικτος 109, 21.
ἐπιμιξία 18, 2.
ἐπινέμεται (πῦρ) 90, 14.
ἐπιπάσσειν 93, 21.
ἐπιπλέκειν 6, 24.
ἐπισημαίνεσθαι 12, 12. 102, 29.
ἐπίσημος 111, 2.
ἐπισήμως 110, 6.
ἐπίσκεψις 49, 23. 78, 27.
ἐπιστάζειν 110, 4.
ἐπιτηδειότης 32, 19.
ἐπίτομος 53, 7.
ἐπιτρέφειν 61, 17. 106, 19 v. l.
ἐπιτυχών: 86, 5 ὁτιοῦν τῶν ἐπιτυχόντων.
ἐπιφάνεια ἅπασα ἡ ἐκτός 111, 15. 112, 22, 27.
ἐπιφανής 2, 5.
ἐπιχέειν 112, 6 (τούτῳ).
ἐπιχείρημα 48, 26. 51, 25.
ἐποικεῖν 68, 20, 22. 69, 3.. 75, 8.
ἐρέττειν 37, 3.
ἕρπης 97, 12 (ὁ ἀναβιβρωσκόμενος).
ἐρυγή 75, 26.
ἐρυθρότης 46, 23.
ἐσχάτως 1, 18. 36, 10. 44, 5. 64, 15, 20. 65, 1. 98, 7. 111, 7.
ἑτερογενής 4, 26.
ἑτέρωθεν 76, 5.
ἑτέρως 2, 26. 48, 17.
εὐαυξής 68, 24, 26. 69, 25. 73, 9.
εὔζωμον 107, 26.
εὔθυμος 42, 20.
εὐθύνειν 68, 14.
εὐθυπορεῖν 67, 29.
εὐκαταφρόνητος 105, 4.
εὐκρασία 9, 12, 25. 12, 21. 16, 16. 36, 23, 26. 63, 24. 79, 5.
εὔκρατος κρᾶσις 7, 6, 12. 8, 3, 13. 16, 21. 31, 29. 40, 4. 64, 17, 22; φύσις 17, 12. 32, 10. 40, 12. 62. 13, 20, 63, 6; ἕξις 61, 22; οὐσία 23, 24, 26; γῆ 69, 3; ἔαρ 14, 27. 16, 10. 65, 21; ὕδωρ 54, 18; ἀὴρ 54, 19. 55, 11; ἡλικία 9, 11, saepissime.
εὔμορφος 36, 15.
εὔπεπτος 115, 8.
εὐπετής 47, 5.
εὔπνους 43, 6.
εὐπορεῖν 6, 6 (τροφῆς).
εὔπορος 43, 15.
εὔρους 110, 3.
εὔρυθμος 71, 14.
εὐρυχωρία 72, 4.
εὐρώς 70, 17.
εὔρωστος 67, 31.
εὐσαρκία 36, 26. 62, 13.
εὔσαρκος 20, 24. 36, 21. 52, 14. 61, 23. 81, 6. 87, 23. 112, 28.
εὐφόρβιον 87, 27.
εὐφορία 114, 19.
εὔφορος 16, 14.
εὐφώρατος 83, 22.
εὔχυμος 78, 2, 3.
εὔχρους 43, 6.
ἐφιστάναι 35, 17 (τὸν λόγον).
ἔχειν: τὸ δέ γε νῦν ἔχον 10, 4; ἔχεσθαι τῆς εἰκόνος 94, 16.
ἐχίδνης ἰός 97, 21.
ἕως c. genit. 52, 12 (ἕ. τῆς ἀκμῆς). 68, 12 (παντός). 114, 7.

Z

ζήτησις 110, 8 (εἰς ζ. ἀφικνεῖσθαι).
ζωὴ θερμόν τι χρῆμα καὶ ὑγρόν 9, 19, 21. 46, 6.
ζῷον ἢ φυτὸν 1, 14. 21, 15. 23, 12. 24, 9. 25, 24.

H

ᾗ 3, 2. 4, 21 (ᾗ — ταύτῃ).
ἡβάσκειν 69, 10 (προσάγοντες τῷ ἡβάσκειν).
ἦθος 36, 4 (τῆς ψυχῆς). 79, 23.
ἥλιος 3, 12. 75, 16.
ἡλιοῦσθαι 75, 19.
ἥμισυς: 10, 28. 30, 8. 31, 25 ἐξ ἡμίσεος.

ἦν 93, 21,
ἥπερ 30, 19, 26. 62, 21.
ἠρινός 65, 24 (-ὴ ὥρα).

Θ

θάλπεσθαι 89, 6 (παρὰ πυρὶ). 52, 25 (ἐν ἡλίῳ).
θάλπος 74, 13, 26. 94, 23.
θάλψις 53, 3.
θάνατος quid sit 47, 1.
θαρρούντως 31, 28.
θεῖον (sulfur) 93, 21, 24.
θειοῦν 93, 26.
θεραπευτικὴ μέθοδος 85, 17. 114, 15.
θέρμη 112, 3, 28.
θεωρεῖν 12, 17.
θεώρημα 76, 24 (ἀνατομικόν).
θεωρία 16, 29 (φυσική). 16, 28 (λογικὴ). 17, 24.
θηρατικός 86, 13. 87, 2.
θρασύτης 42, 18 (opp. δειλία).
θρέψις quid sit 91, 16. 49, 1.
θριδακίνη 48, 21. 87, 28. 105, 11. 106, 1, 25. 107, 2, 14, 25. 108, 8.
θρίξ 70, 16 (ἄρρωστος). 67, 19 (λευκή). 70, 15. 69, 21. 67, 15 (μέλαινα). 67, 22 (οὔλη). 67, 19 (πυρρά). 69, 21. 43, 8.
θρυαλλίς 90, 25. 93, 18. 94, 15.
θύμβρα 108, 2.
θύμος 108, 3.
θυμικός 72, 12, 17. 73, 1. 74, 23.
θυμοειδής 24, 14 (de cane).
θύρα 93, 12.
θυρίς 93, 9, 13.

I

ἰδέα 108, 21 (εἰς αἵματος ἰδέαν ἄγειν).
ἰδιότης 108, 25. 109, 7.
ἱκανῶς valde 29, 2. 44, 19. 82, 17, 24. 91, 13. 94, 6. 99, 10. 102, 28.
ἰκμάς 6, 5.
ἰλύς 59, 21. 67, 21.
ἰλυώδης 67, 18.
ἱμαντώδης 67, 11.
ἴς 58, 22, 24, 25. 59, 2, 4.
ἰσομοιρία 12, 3. 16, 15. 34, 27. 40, 18.
ἴσος 18, 4 (ἐν ἴσῳ τῷ).
ἰσότης 24, 18, 22. 55, 16, 20. 108, 13.
ἰσχνός 81, 9 (-ὰ σκέλη). 84, 11 (-ὴ ἕξις). 52, 13. 60, 13. 62, 6.
ἰσχνότης 42, 10 (opp. παχύτης).
ἰχώρ 14, 9, 14.

K

καθεκτικὴ δύναμις 91, 4.
καθότι 70, 9. 77, 15. 98, 18, 22. 100, 2. 107, 15. 114, 9. 115, 26.
κακοχυμία 97, 8, 14.
καλαμίνθη 108, 2.
κάλαμος 89, 11. 90, 26 (ὁ ξηρός).
κανθαρίς 99, 9 (τὸ διὰ τῶν κανθαρίδων φάρμακον), 11.
κανών 33, 13, 19. 35, 20. 36, 18. 37, 21. 40, 17. 63, 7.
καπνώδης 55, 14. 75, 25. 87, 20.
κάραβος 65, 5. 82, 2.
καρκῖνος 65, 5. 66, 9. 82, 2. 97, 11 (morbus).
κάρος 95, 17.
καστόριον 87, 27. 104, 6. 107, 27.
κατὰ τάδε 2, 19. 11, 25. 67, 28; κ. τοῦτο 66, 4. 31, 7. 26, 15; κ. πᾶν 59, 6; κ. τι 23, 28. 68, 5; κ. τί 112, 21; κ. ταὐτὰ 11, 19. 19, 16. 24, 11. 12, 3. 29, 23. 80, 25. 81, 11. 100, 19.
καταθραύω 89, 16, 18.
κατάκλεισις 112, 22.
καταλείφειν 93, 10.
καταντᾶν 33, 3.
καταξηραίνειν 60, 16.
καταπαύειν 84, 19 (τὸ γράμμα).
κατάπλασμα 113, 10 v. l.
καταπνίγειν 95, 13 (φλόγα).
καταρριζοῦν 67, 23.

κατάρροι 78, 28.
κατάστασις 7, 18. 8, 25. 9, 1. 13, 23, 25. 14, 2, 6. 15, 3. 16, 2. 38, 16. 54, 12. 63, 5, 9.
κατατιτρᾶσθαι 66, 16
καταχέειν 95, 12. 112, 7.
καταχρῆσθαι 87, 17.
κατάχυσις 112, 3.
κατεργασία 92, 1. 113, 3, 5.
κατηγορία 18, 17 (ἐναντίας -ίας ἐπιδέχεσθαι).
κατοπτᾶν 67, 17. 83, 6.
κάτωθεν 27, 2 (ἀνιέναι).
καῦμα 14, 1, 3, 7.
κένωσις 113, 12.
κενωτικός 113, 19.
κεφάλαιον: εἰς ἓν κ. ἀθροίσας 10, 7; εἰς ἓν κ. ἀγαγὼν 15, 5, 9; διὰ κεφαλαίων 19, 13; κατὰ κ. 62, 2.
κήρινος 44, 9.
κνισσώδης 75, 25.
κολάζειν 98, 11 (τὴν ἰσχύν). 99, 6 (τὸ σφοδρόν), 12.
κολυμβήθρα 54, 14.
κόπρος 93, 6 (περιστερῶν).
κόρυζα 45, 12. 46, 21. 78, 28.
κορωνίς finis 84, 18 (προσθεὶς οἷον κορωνίδα τε καὶ κεφαλήν τινα τῷ λόγῳ).
κόστος 88, 6.
κρανίον 69, 28.
κραῦρος 68, 21.
κρέας 15, 22. 100, 21.
κρόμυον 96, 2.
κρόταφοι 70, 22, 24. 80, 14 (συμπεπτωκότες). 81, 12.
κρύσταλλος 33, 3, 7. 50, 17. 56, 18. 99, 29.
κυεῖν 43, 18 (μῆτραι τῶν κυουσῶν). 47, 10, 15, 16. 44, 4 (τὸ κυούμενον).
κυΐσκεσθαι 72, 8.
κυκᾶν 74, 22.
κύκνος 27, 25. 51, 5.
κυπάριττος 21, 14.
κυρίως 57, 8. 87, 3. 95, 6, 8.
κύστις 58, 27.
κώλυσις 113, 2, 4.
κῶμα 95, 17.
κώνειον 87, 29. 102, 24. 103, 20. 109, 9.
κώνωψ 41, 11.

Λ

λάβραξ 26, 25.
λάβρος 14, 1, 7 (ὕδωρ). 93, 11 (ἥλιος).
λείπειν: 7, 17 τῷ πλεονάζοντι τὸ λεῖπον. 32, 11 τὸ πλεονάζον ἢ λεῖπον. ὅσα λείπει τῇ συμπάσῃ .. πραγματείᾳ 39, 11.
λεπιδωτός 65, 6.
λεπτομερής 110, 1.
λεπτότης 60, 10 (plur.), 26 (ἕξεως). 64, 12 (opp. πάχος).
λεπτύνειν 60, 13.
λευκότης 28, 5, 7,
λιβάς 9, 16.
λιγνύς 67, 5, 16.
λιγνυώδης 55, 14. 69, 9.
λιθώδης 37, 11.
λιμαγχικός 61, 1.
λιπαρός 57, 4.
λογικός 16, 28 (-ὴ θεωρία). 17, 24. 50, 26 (ἀπόδειξις). 86, 11 (ἄνθρωπος). 87, 1.
λοιμώδης 13, 25.
λοξός 68, 3, 6.
λοξότης 68, 10.
λυττῶν κύων 97, 20.

M

μάζα 87, 13. 92, 12.
μαλακόσαρκος v. l. 65, 4. 82, 1.
μαλακόστρακα 65, 4. 82, 1.
μαλακόδερμος 65, 9.
μαλακότης 34, 18. 36, 28. 37, 13. 57, 17. 60, 8, saepius.
μαλάττειν 68, 14.
μανδραγόρας 48, 21. 87, 29. 102, 23. 103, 20.

μαραίνειν 6, 6.
μαρασμός 47, 2.
μαρτυρεῖν c. dat. 45, 23. 103, 17.
μεγάλως 98, 5 (*ὀνίνασθαι*), 16 (*ὠφελεῖν*). 108, 15 (*βλάπτειν*). 105, 9.
μειζόνως 111, 17.
μελαγχολία 9, 6.
μελαγχολικός 83, 2, 3, 4, 8. 84, 2, 5, 8, 13.
μελαίνεσθαι 46, 19.
μελλησμός 42, 18.
μεσημβρινός 75, 8 (*-ἡ χώρα*).
μέσος: *ἐν τῷ μέσῳ καθέστηκε* 36, 21. 37, 13. 45, 5; *τάξαντες* 34, 19. 35, 20. 44, 23; *ἐν μέσῳ* 31, 23.
μεσότης 38, 8. 41, 20.
μεσοῦν 65, 29.
μεταδιώκειν 7, 19
μετακοσμεῖν 14, 18.
μετάπτωσις 84, 4.
μεταχωρεῖν 4, 22 (*πρὸς τοὐναντίον*).
μετριότητες 61, 1.
μήκων 3, 25. 48, 20. 87, 29. 98, 19. 101, 22. 102, 23. 107, 4.
μηκώνιον 99, 3. 103, 6, 20.
μήν (advers.) 34, 8. 55, 18. 57, 5. 58, 1. 94, 24.
μήνιγγες 59, 8.
μῆον 88, 6.
μίσυ 87, 28. 88, 5.
μυξώδης 44, 12. 45, 22. 82, 8 (*σάρξ*).
μυρίαι 97, 13 (*γενέσεις*).
μυριάκις 55, 26.
μύρμηξ 18, 11, 24. 19, 6. 20, 4. 21, 7. 23, 14, 18. 41, 12.
μυώδης 73, 12. 76, 21.

N

νᾶπυ 88, 5. 96, 1, 16, 27. 108, 1.
νάρθηξ 93, 19.
νάρκη 46, 21.
νεκροῦν 33, 9. 102, 5.
νέμεσθαι 93, 15 (*πῦρ ἐνεμήθη ἐπί*).
νεογενής 44, 15 (*ζῷον*).
νεφρός 39, 8. 58, 8, 19.
νευροχονδρώδης 59, 13.
νευρώδης 44, 20.
NEUTRUM: *ὑγρότατον ἡ πιμελή* 57, 6; *ξηρότερον μὲν κύων, ὑγρότερον δ' ἄνθρωπος* 18, 10; *μύρμηξ ξηρὸν καὶ σκώληξ ὑγρόν* 20, 4; *θρὶξ δὲ ψυχρότατόν τε καὶ ξηρότατον* 38, 3.
νεωστί 66, 13. 93, 10.
νῆστις 77, 3, 12.
νίτρον 87, 28. 88, 5.
νιφετός 54, 27.
νόησις 32, 26, 27. 33, 5. 40, 13. 48, 11. 49, 2. 51, 15 (*αἴσθησίς τε καὶ νόησις*).
νόημα 49, 21.
νοσώδης 12, 15. 13, 25. 16, 15 (*ἔαρ*). 63, 1 (*σύμπτωμα*), 10 (*δυσκρασία*), 18.
νότιος 16, 2 (*ἐν νοτίαις καταστάσεσιν*). 15, 3.

Ξ

ξηραίνειν 2, 28. 3, 3, 7, 10, 20, 21, 26. 5, 11. 7, 16, passim.
ξηρός 1, 1, 11, 15, 18. 2, 8, 11, 12, 15, 28. 3, 2, 9, 21. 4, 2, 3, 5, 16, 18, passim.
ξηρότης 2, 2, 13, 18. 3, 12, 20. 6, 20. 9, 14. 11, 17. 12, 24. 13, 8. 36, 20, saepissime.

O

ὁδοποιεῖσθαι 68, 7.
ὅθεν 56, 18. 79, 17. 86, 15. 115, 6. 104, 22; *ὅθενπερ* 101, 1.
οἴκησις 74, 7.
οἰκουρεῖν 61, 20.
οἶνος 92, 5 (*τρέφει καὶ ῥώννυσι τάχιστα*). 94, 6. 95, 10. 100, 20.

οἰνοῦν 48, 19.
ὀλίγαιμος 61, 4.
ὀλιγοχρόνιος 92, 2.
ὀλίγῳ τινὶ 58, 17. 59, 4.
ὁλόκληρος 10, 28.
ὁλοκλήρως 11, 3.
ὁμαλός 73, 5, 16.
ὁμαλότης 12, 21.
ὁμαλῶς 12, 19. 71, 8, 14, 22. 73, 12 (*ἔχειν*). 81, 8, 22.
ὁμιλεῖν 38, 28. 89, 17. 90, 9. 92, 6. 103, 21 (*πυρί*). 97, 24 (*δέρματι*). 104, 23.
ὁμογενής 21, 23 (*τὸ σύμμετρον ὁμογενές*). 22, 26. 23, 7, 18. 26, 6. 57, 20. 41, 1. 86, 4. 115, 4.
ὁμοειδής 21, 24. 23, 7, 17.
ὁμοιομερής 85, 1, 6 (*σῶμα*).
ὁμοιότης 91, 22.
ὁμοίωσις 91, 16.
ὁμόσε (*χωρεῖν*) 9, 1.
ὁμωνυμία 29, 1. 66, 6.
ὁμωνύμως 21, 19. 100, 14.
ὄνυξ 19, 31. 35, 5. 43, 23. 44, 3. 59, 17.
ὄξος 15, 24. 110, 9.
ὀξυρεγμία 78, 20.
ὀξύρροπος 74, 23.
ὁπλή 19, 31. 35, 5. 44, 3. 59, 18.
ὀπός 98, 12 (*Κυρηναϊκός*), 19 (*μήκωνος*). 101, 22. 102, 23.
ὀρεκτικός 48, 4.
ὄρεξις 46, 25.
ὀρίγανον 108, 2.
ὀρνίθειον (sc. *κρέας*) 92, 3.
ὀροφή 93, 14.
ὄρτυξ 109, 10.
ὀστέϊνος 69, 28.
ὁστισδήποτε 21, 11. 114, 3.
ὀστρακόδερμα 65, 4. 66, 1. 81, 27.
ὄστρακον 65, 8. 81, 26. 82, 1.
ὀστρακώδης 70, 8.
ὄστρεον 65, 5. 66, 9. 81, 25. 82, 7.
στώδης 44, 13.
λος 67, 22, 27. 68, 21, 26. 73, 10.
ις 65, 6.

Π

παιδικός 9, 10 (*-ἡ ἡλικία*).
παιωνία 26, 27.
παλαιοί 18, 6. 27, 4. 41, 8. 57, 6. 61, 28. 106, 9; *ἄνδρες* 1, 3.
παλινδρομεῖν 66, 23.
πάμπαν 37, 20.
πάμπολυς 32, 6. 41, 10. 49, 5. 72, 23. 76, 8, 13. 99, 12. 107, 4.
παντελῶς 58, 6. 71, 12. 98, 10 (*ὀλίγον*), 14. 101, 4 (*ἐλάχιστα*) 77, 11 (*ἁπλῶς*).
πάντη 88, 14 (*συμφωνεῖν*). 92, 13. 96, 6 (*φέρεσθαι*). 97, 3.
πάντως 9, 3. 10, 12. 20, 27. 36, 24. 49, 10. 56, 14. 77, 26, 27. 81, 5, 9. 99, 22, saepius.
παραβολή 10, 28. 11, 3. 19, 4. 23, 23. 26, 6.
παράδειγμα 5, 19. 65, 12. 105, 27. 114, 25.
παράθεσις 34, 8, 12.
παρακούειν 10, 3. 17, 4, 10. 71, 2.
παραλογίζεσθαι 66, 6. 88, 8. 106, 5.
παραλογισμός 52, 19.
παράλυσις 46, 20. 95, 18.
παραμένειν 5, 4. 82, 23.
παραπληξίαι 95, 17.
παρασπείρειν 84, 25.
παρατίθεσθαι 33, 18 (*τῇ μνήμῃ*).
παρατριβόμενοι λίθοι 93, 20.
παραύξειν 106, 8.
παραυτίκα 94, 23 (*ἐν τῷ π.*) 111, 10.
παραχρῆμα 94, 18 (*ἐκ τοῦ π.*). 112, 10. 114, 17.
πάρεργον 76, 11 (*ἐν π. τίθεσθαι*).
παρέγχυμα 57, 12.
παρόμοιος 14, 27.
παρόν 110, 5 (*π. σκοπεῖν*).
παρονομάζειν c. genit. 100, 16.
παρορᾶν 107, 20.
πάχος 64, 13. 69, 4.
παχυμερής 88, 16. 110, 1.
παχύνειν 60, 13. 63, 2.

παχύτης 42, 10. 60, 10 (plur.).
πελιδνοῦν 46, 19.
πέπερι 104, 6. 108, 1. 110, 7.
πεπτικός 92, 7 (-*ὰ ὄργανα*).
πέρα 80, 16 (*τοῦ μετρίου*). 33, 27 *περαιτέρω τοῦ προσήκοντος*.
περιέχον, τὸ 73, 4; *τὸ περιέχον ἔξωθεν κρύος* 74, 12; *θάλπος* 74, 13, 26. 112, 25.
περιπάττειν 90, 4.
περιπηγνύναι 38, 28. 58, 23. 59, 1. 61, 13.
περιπλάττειν 45, 20.
περιπλέκειν 67, 4.
περίστασις 52, 27 (*πραγμάτων*). 53, 2.
περιφύειν 58, 21.
πετραῖος 76, 3 (*ἰχθύς*). 78, 15.
πέψις 47, 27. 49, 1. 50, 5. 96, 9.
πῇ 10, 5. 21, 1 (*πῇ μὲν — πῇ δὲ*).
πήγανον 108, 2.
πῆξις 38, 26. 54, 26. 57, 2.
πιμελή 35, 7. 38, 26. 39, 1, 5, 6, 8. 54, 26. 57, 3, 7, 17. 62, 7. 64, 4.
πιμελώδης 60, 26, 27, 28. 61, 19. 63, 25. 64, 1. 73, 23. 76, 18. 80, 18. 81, 6.
πίστιν λαμβάνειν 50, 1.
πιστοῦσθαι 53, 13.
πίττα 50, 29. 88, 2. 90, 26. 94, 16. 100, 20.
πίων 61, 9.
πλαδαρός 44, 12. 82, 8.
πλάδος 45, 7.
πλάστης 36, 12.
πλάτος 63, 4 (*τῆς ὑγιεινῆς καταστάσεως*), 17 (*τῆς ὑγιείας*).
πλῆκτρον 35, 5. 44, 3. 59, 18.
Plural: *ἀγρυπνίαι* 78, 9; *ἀσιτίαι* 61, 4. 78, 9; *ἐκπτώσεις* 15, 18; *ἔνδειαι* 78, 9; *θερμότητες* 53, 26; *θυμοί* 78, 8; *λεπτότητες* 60, 10; *μετριότητες* 61, 1; *ὄμβροι* 15, 3; *παχύτητες* 60, 10; *πόσεις* 95, 19; *σάρκες* 59, 3; *ταλαιπωρίαι* 60, 17; *τρόμοι* 46, 21; *ὕπνοι* 48, 15. 49, 15. 105, 14; *πέψεις* 47, 27; *ἔμετοι* 47, 28; *διαχωρήσεις* 47, 28.
ποιός 21, 19, 20. 22, 23 (*τὰ ποιὰ σώματα*). 113, 17 (*κατὰ τὸ ποιόν*).
πολιός 70, 16.
πολιοῦσθαι 70, 22.
πολίωσις 78, 27.
πολλαχῇ 97, 2 (*μερίζεται*).
πολλαχῶς 17, 5 (*λέγειν*). 25, 4. 40, 1. 115, 1, 6.
πολλοὶ πολλάκις 97, 5.
πολύαιμος 37, 19, 21. 58, 10.
πολύσαρκος 61, 26. 62, 14. 63, 26. 64, 1.
παλυσαρκία 62, 12, 25.
πολυχρόνιος 92, 2. 105, 8.
ποσός 63, 13 (*τὸ π.*). 113, 16, 21, 22. 99, 21 (*ἐπ᾽ ὀλίγον ποσόν*).
ποσότης 97, 28.
πραγματεία 39, 11 (*περὶ κράσεων*). 49, 23.
πρακτικός 48, 10 (-*αὶ ἐνέργειαι*) 49, 3, 14 (*στοιχεῖα*).
πρασοειδής 77, 25, 27. 78, 6.
πρεπόντως 17, 2.
πρεσβύτερον αἰσθήσεως κριτήριον 50, 21.
προαποδεικνύναι 27, 13. 50, 3.
προβαίνειν 44, 23 (*ταῖς ἡλικίαις*).
προβάτειος 44, 16.
προγάστωρ 81, 6.
προδήλως 72, 6.
προϊστάναι: 37, 21 *κανόνα τε καὶ οἷον κριτήριον προστησάμενος*.
προκαλεῖσθαι 65, 12.
προκατεργάζεσθαι 92, 8.
προκύπτειν 67, 10 (*τοῦ δέρματος*).
προπέτεια 42, 19.
προπετῶς 79, 27.
προπίπτειν 62, 7.
προσάγειν appropinquare 69, 10 (*τῷ ἡβάσκειν*).

προσάπτειν 13, 7.
προσβάλλειν 93, 11 (*ἥλιος*), 22 (*θερμασία*).
προσβολή 54, 2. 55, 9, 13. 56, 3, 10. 104, 21. 110, 25. 112, 5.
προσεπισκέπτεσθαι 74, 5.
προσεχής 87, 6 (*ὕλη*), 7, 12.
προσηγορία 1, 19. 8, 2. 21, 22. 81, 27.
πρόσθεσις 46, 24.
προσυπακούειν 22, 13.
προσφορά 105, 9. 114, 5.
προσχωρεῖν 29, 16.
προϋπάρχειν 52, 8.
προφανῶς 4, 22. 10, 8.
πρόχειρος 50, 13. 28, 17.
πρώτην 53, 16 (*τήν γε πρ.*).
πρώτως 42, 22. 52, 5. 114, 23.
πταῖσμα 17, 24.
πτερυγώδης 72, 2.
πυκνότης 70, 12.
πυκνοῦν 67, 6. 90, 8. 111, 15.
πύκνωσις 83, 9. 112, 21. 113, 1, 2.
πυλωρός 77, 3, 7.
πύρεθρον 88, 6. 87, 27.
πυρεῖον 93, 17, 18.
πυρώδης 42, 13. 75, 26. 78, 12.

Ρ

ῥαιβός 71, 24.
ῥάμφος 59, 18.
ῥανίς 101, 11.
ῥέπειν 12, 25 (*ἐπὶ τὸ ξηρότερον*).
ῥητίνη 88, 2. 93, 10, 11, 13. 100, 19.
ῥητορεία 51, 24 (*μακρά*).
ῥητορικός 4, 24.
ῥιζοῦσθαι 67, 28 v. l.
ῥίζωσις 68, 11.
ῥόδινον 110, 9.
ῥοπή 102, 8.
ῥύμη 66, 17.
ῥυτός 57, 2, 4.

Σ

σαλαμάνδρα 87, 29. 103, 18.
σανιδώδης 71, 27.
σανίς 71, 27.
σαρκώδης 57, 7. 61, 15, 18.
σβέσις 47, 1.
σημαινόμενον 17, 29. 19, 20, 25. 21, 16. 22, 20. 27, 7. 108, 6.
σηπεδών 15, 10, 20. 16, 14. 70, 21. 97, 7. 102, 9.
σήπειν 102, 3; *σήπεσθαι* 14, 8, 28. 15, 21. 16, 2. 75, 6. 92, 19. 93, 7.
σῆψις 15, 15.
σίελος 45, 12. 78, 28.
σιμός 79, 9. 80, 7, 8, 21. 81, 10 (opp. *γρυπός*).
σιμότης 80, 23.
σκιατραφεῖσθαι 75, 20.
σκληρότης 34, 18. 35, 10. 36, 28. 42, 10. 56, 16. 60, 8. 64, 10.
σκληρύνειν 57, 1.
σκόροδον 96, 2.
σκώληξ 20, 4, 5, 9.
σοφίζεσθαι med. 10, 5, 8. 28, 18. 53, 26; pass. 26, 1. 66, 6.
σόφισμα 17, 2, 27, 28. 28, 14.
σπασμός 46, 21. 95, 18.
σπινθήρ 90, 13. 101, 8.
σπλάγχνον 38, 18. 43, 22. 44, 6. 57, 10, 13. 58, 20. 74, 21. 75, 21. 112, 18.
σπλήν 39, 7. 58, 8, 18.
σταθμῷ καὶ μέτρῳ 24, 20.
στέαρ 35, 7. 88, 2.
στενότης 60, 25 (*φλεβῶν*). 67, 7 (*διεξόδου*).
στενοχωρεῖν 74, 22.
στοιχεῖον 1, 6, 13. 19, 15, 19. 21, 18. 22, 22. 25, 14. 26, 14. 28, 3. 29, 9. 36, 23. 40, 17. 48, 14. 49, 23. 51, 12; 26, 10. 104, 2 (*τὰ πρῶτα στ.*).
στοχασμός 114, 1.
στρουθίον 87, 28.
στρουθός 71, 24.
στυπεῖον 93, 18. 94, 15.
συγκαταψύχειν 103, 8.
σύγκαυσις 69, 25. 83, 4. 84, 6.

συγχέειν 20, 10. 23, 8.
σύζευξις 6, 24.
συζυγία 6, 23, 27. 10, 13, 17. 13, 5, 11. 16, 19, 23. 30, 12.
συλλήβδην 97, 19 (*εἰπεῖν*).
συμβαίνειν εἰς ταὐτὸ 9, 23; *κατὰ συμβεβηκός* 87, 22, 24. 88, 26. 98, 26, 27. 99, 24. 100, 9, 12. 102, 16, 17, 20. 106, 14. 111, 24. 113, 9; *κατά τι συμβ.* 112, 20. 113, 19. 114, 22; *ἔκ τινος συμβεβηκότος* 112, 1.
συμμετρία 24, 19. 36, 18. 71, 15. 61, 25. 63, 29. 64, 3. 106, 2, 21.
σύμμετρος 10, 21. 21, 4, 8, 23. 22, 12, 16. 23, 7, 11. 26, 6, 17. 33, 5. 36, 26. 65, 25, saepissime.
συμμέτρως 31, 2. 33, 21. 42, 23. 54, 16.
συμπίπτειν 8, 17. 13, 26. 14, 21. 15, 6. 73, 16. 93, 1 (accidit). 8, 20. 81, 15, 17; *κρόταφοι συμπεπτωκότες* 80, 14.
συμπληροῦν 46, 6 (*τὴν ζωήν*).
σύμφυτος 60, 3 (*ὑγρότης*), 11 (*κρᾶσις*). 94, 12 (*τροφή*). 99, 1 (*ψυχρότης*). 17, 8 (*θερμόν*). 63, 24. 75, 12. 90, 9.
συμφωνεῖν 88, 14 (*συμφωνεῖν ὁ λόγος ἑαυτῷ*). 96, 2.
συναπάγειν 66, 11 (*ἑαυτῷ*).
συνάπτειν appropinquare 65, 24.
συναυξάνειν 63, 26.
συναύξειν 62, 16.
σύνδεσμος 35, 5. 38, 5. 44, 20. 46, 8. 58, 25. 59, 9, 11, 12, 14, 15.
συνδιασήπειν 92, 19.
συνδιαφθείρειν 92, 20.
συνελόντι 43, 3 (*φάναι*).
συνεπισκέπτεσθαι 100, 3.
συντήκειν 80, 16.
συνυπάρχειν 5, 16.
συριγγοῦσθαι 66, 19.
σύστασις 43, 19. 57, 2.
σφηνοῦν 66, 26. 67, 3, 12, 18. 69, 23.
σφύζειν μέγιστον καὶ σφοδρότατον 73, 8.

T

ταλαιπωρίαι 60, 15.
ταριχεύειν 15, 23.
τάριχος 96, 2.
ταῦτ᾽ ἄρα idcirco 59, 22. 95, 9.
ταύτῃ 4, 21. 12, 9. 13, 3. 100, 8; *ταύτῃ τοι* ideo 84, 17.
τέλειοι 48, 13 (opp. *παῖδες*) adulti.
τελειότης 35, 27.
τελειοῦν 44, 4. 85, 16. 87, 3.
τελεσφορεῖν 24, 11 (*σῦκα*).
τελματώδης 65, 14.
τέτανος 95, 18.
τετράπους 77, 1.
τεῦτλον 92, 12.
τέως 4, 15, 16, 18. 5, 1. 6, 11. 57, 2. 66, 14. 90, 8.
τήκειν 102, 3; *τήκεσθαι* 33, 25. 99, 27.
τηλέφεια 97, 13 (*ἕλκη*).
τις: 66, 2 *ἄλλου του*. 21, 6 (*ὡς ἄν τῳ δόξειεν*). 34, 8. 72, 28 (*εἴ τῳ*). 75, 4 (*εἴπερ τῳ καὶ ἄλλῳ*).
τίτανος 51, 6.
τμητικός 104, 16.
τοσόσδε 97, 28.
τράγος 72, 15, 17, 22.
τριχῶς 21, 21. 22, 23. 95, 3.
τριχωτός 66, 2, 9.
τρῖψις 90, 19.
τρόμοι 46, 21.
τροφός 44, 9.
τύλος 37, 3.
τυλοῦν 37, 10.
τύπος 48, 25.
τυποῦν 67, 30.
τυρός 44, 13. 66, 13, 16.
τυγχάνειν: *τὸ τυχὸν ὁτιοῦν* 21, 24. 22, 25. 115, 4; *οὐ τοῦ τυχόντος ἀνδρός* 36, 9; *ἐνὶ τῷ τυχόντι* 23, 4.

Υ

ὑγραίνειν 7, 16. 2, 28. 3, 4, 8, 19, passim.
ὑγρότης 1, 20. 3, 7, 17. 6, 20, passim.
ὑδερικός 99, 10.
ὕδερος 9, 5.
ὕειος 44, 16.
ὑμήν 38, 5, 26. 43, 21. 44, 1. 45, 19. 46, 9. 59, 7, 8. 61, 13. 62, 8.
ὑπάλλαξις 75, 18. 78, 16.
ὑπεναντίος 31, 22 (*ἐξ ὑπεναντίου*).
ὑπερβολή 12, 1. 35, 16.
ὑπεροχή 52, 12. 55, 5.
ὑπέχειν 109, 9 (*λόγον*).
ὑπνοποιός 48, 21
ὑπνώδης 43, 6.
ὑπόδριμυς 54, 1.
ὑπόθεσις 91, 1 (*ἐξ ὑποθέσεως*).
ὑποκεῖσθαι 5, 21. 6, 18. 108, 10; *ὑποκείμενα μόρια* 74, 8; *πράγματα* 50, 6; *συμφωνεῖ τοῖς ἐξ ἀρχῆς ὑποκειμένοις* 96, 3.
ὑπόμυξος 45, 16.
ὑπονοστεῖν 66, 26.
ὑπονόστησις 113, 1.
ὑποπίπτειν 87, 30.
ὑπόπυρρος 69, 22. 73, 20.
ὑπόστασις 59, 21.
ὑποτίθεσθαι 7, 11. 10, 16. 63, 4.
ὑποτρέφειν 106, 19 v. l.
ὑποφύειν 62, 8. 69, 10.
ὑποχώρησις 113, 3.

Φ

φαγέδαινα 97, 11.
φαλακρός 71, 4.
φαλακροῦσθαι 70, 5, 21. 73, 21.
φαλάκρωσις 73, 11. 79, 3.
φάναι 98, 3 (*ὡς οὕτω φ.*); *φάμενοι* 51, 4. 79, 9.
φαντασία 33, 23, 26. 34, 1. 99, 27.
φθαρτικός 92, 17. 101, 1 (*φάρμακα*).
φθορά 14, 24 (*τῶν ἀνθρώπων*). 37, 10 (*ἐν γενέσει τε καὶ φθορᾷ*).
φιλάνθρωπος 42, 20.
φιλόστοργος 42, 20.
φλεβώδης 76, 21.
φλέγμα 19, 29. 38, 1. 45, 14, 15. 59, 24. 76, 6, 9. 83, 24. 102, 30. 106, 20 saepius.
φλεγματικός 84, 3.
φλεγματώδης 45, 2 (*χυμός*). 67, 21. 76, 12 (*ἄνθρωπος*). 77, 19.
φλόγωσις 113, 20.
φολιδωτός 65, 5.
φυκίς 26, 25, 28.
φυρᾶν 34, 7.
φυσικός 72, 19 (*ἀνήρ*). 16, 29.
φυσιογνωμονεῖν 72, 10.
φωλεύειν 61, 18.

X

χαλκῖτις 88, 5.
χαρίεις 7, 3 (*οἱ χαριέστατοι τῶν ἰατρῶν*).
χαῦνος 93, 20.
χειρώνεια ἕλκη 97, 12.
χιτών 38, 13. 43, 22. 44, 1. 45, 19. 46, 9. 58, 27.
χλιαρός 60, 9. 111, 1. 114, 9.
χλωρός 90, 28 (*ξύλον*).
χοίρειον (sc. *κρεας*) 92, 4. 78, 1 (*κρέας*), 14.
χολή 76, 27. 77, 10, 12, 18, 20.
χολὴ μέλαινα 59, 22. 84, 7. 106, 21; *ξανθὴ* 47, 19. 59, 23. 67, 18. 76, 7, 13, 20. 77, 21. 78, 10. 106, 13.
χολώδης 67, 20. 76, 16. 77, 16, 20, 24. 78, 13.
χόνδρος 19, 31. 35, 4. 38, 4. 43, 23. 44, 2. 59, 12.
χονδρώδης 59, 15.

χρῆσις ὀνομάτων 2, 3. 19, 11. 105, 10.
χρονίζειν ἐν ἑνὶ χωρίῳ 96, 19. 97, 3.
χρῶμα 4, 11. 27, 23, 24, 25.

Ψ

ψάμμος 20, 1.
ψάρ 109, 9.
ψιλός 50, 6 (μόνης καὶ ψιλῆς). 43, 7. 64, 18. 69, 8. 74, 20 (τριχῶν). 70, 12, 24. 73, 19. 81, 21. 84, 10.
ψύλλιον 103, 20.
ψῦξις 53, 3. 55, 1. 56, 18. 57, 1. 62, 12, 23. 99, 29. 100, 7. 110, 19. 113, 13. 114, 5, 18. 115, 26, saepius.
ψύχειν 2, 27. 3, 26. 111, 27. 112, 6, 15, 30.
ψυχικός 43, 4 (-αὶ ἐνέργειαι).
ψῦχος 94, 23.
ψυχρολουσία 87, 23.

Ω

ὦμοι μέγιστοι 71, 18.
ὠμοπλάται 71, 28.
ὡσαύτως ἔχειν 52, 15. 74, 9, 17. 75, 15. 108, 20; ὑπάρχειν 52, 28; ὡσαύτως δὲ 1, 18. 17, 11. 23, 18. 26, 25. 30, 2. 31, 8. 34, 16. 42, 17. 49, 2. 101, 19. 111, 9; ὡς δ' αὔτως 55, 2.
ὥσπερ 17, 17 ὡ. ταὐτὸν ὂν ἀλλ' οὐ μακρῷ διαφέρον. 8, 19 ὡ. οὐχὶ κἀπὶ τῆς ὑγρᾶς καὶ θερμῆς ταῦτα συμπίπτοντα. 7, 6, 8. 48, 28.
ὡς πρὸς 21, 12, 23, 24, 27. 23, 11, 12, 13. 25, 10, 22. 115, 9, 11.
ὠχρός 77, 26. 78, 3. 109, 25 (ἔλαιον). 110, 2.

88G13 U5

Galenus

Γαληνοῦ Περὶ κράσεων τρία

COLUMBIA UNIVERSITY
0026051613

G.E. STECHERT & Co. NEW YORK